MASTER
NEGATIVE
NO. 93-81201-1

MICROFILMED 1993

COLUMBIA UNIVERSITY LIBRARIES/NEW YORK

as part of the
"Foundations of Western Civilization Preservation Project"

Funded by the
NATIONAL ENDOWMENT FOR THE HUMANITIES

Reproductions may not be made without permission from
Columbia University Library

COPYRIGHT STATEMENT

The copyright law of the United States - Title 17, United States Code - concerns the making of photocopies or other reproductions of copyrighted material.

Under certain conditions specified in the law, libraries and archives are authorized to furnish a photocopy or other reproduction. One of these specified conditions is that the photocopy or other reproduction is not to be "used for any purpose other than private study, scholarship, or research." If a user makes a request for, or later uses, a photocopy or reproduction for purposes in excess of "fair use," that user may be liable for copyright infringement.

This institution reserves the right to refuse to accept a copy order if, in its judgement, fulfillment of the order would involve violation of the copyright law.

AUTHOR:

HERODAS

TITLE:

HERONDAE MIMIAMBI

PLACE:

BONNAE

DATE:

1892

Master Negative #

93-81201-1

COLUMBIA UNIVERSITY LIBRARIES
PRESERVATION DEPARTMENT

BIBLIOGRAPHIC MICROFORM TARGET

Original Material as Filmed - Existing Bibliographic Record

88H4521
IE92 Herodas. 1892
~~Herondas~~.

Herondae Mimiambi, edidit Franciscvs Bvecheler. Exemplar iteratvm. Bonnae, apvd Fridericvm Cohen, 1892.

iv, 95 p. 19 cm.



~~D88H4521 Copy in Classics Reading Room.~~
~~IE921~~

144679

Restrictions on Use:

TECHNICAL MICROFORM DATA

FILM SIZE: 35mm REDUCTION RATIO: 11X
IMAGE PLACEMENT: IA (IIA) IB IIB
DATE FILMED: 3-22-93 INITIALS JAMES
FILMED BY: RESEARCH PUBLICATIONS, INC WOODBRIDGE, CT





AIIM


Association for Information and Image Management

1100 Wayne Avenue, Suite 1100
Silver Spring, Maryland 20910


301/587-8202





Centimeter



Inches







MANUFACTURED TO AIIM STANDARDS
BY APPLIED IMAGE, INC.

88H4521 IE92

Columbia University
in the City of New York



Library

LIBRARY

HERONDAE MIMIAMBI

EDIDIT

FRANCISCVS BVECHELER

EXEMPLAR ITERATVM

BONNAE

APVD FRIDERICVM COHEN

A · MDCCCXCII

οὐδὲ θανὼν ὁ πρέσβυς ἑῶι ἐπιτέτροφε τύμβωι
βότρυν ἀπ' οἰνάνθης ἥμερον, ἀλλὰ βάτον
καὶ πνιγόεσσαν ἄχερδον ἀποστύφουσαν ὁδιτῶν
χείλεα καὶ δίψει καρφαλέον φάρυγα

AP. VII 536

88 H4521
IE92

78 Sept. 19..

Herondae mimiambos, quos ex papyro Aegyptiaca F. G. Kenyon singulari cum fide ac peritia primus edidit, postquam doctis non displicuisse vidi quae statim post accepta carmina scripseram (musei Rhenani XLVI p. 632), ut pro mea parte consulerem philologis caveremque, latine versos repetere destinavi, profuturam sperans legentibus nudam interpretationem, nam plene eos commentari nec tempus sinebat et a scriptura mea alienum videtur. Graeca si in hac quam in Kenyonis editione emendatiora leguntur, ipsius illius id factum est merito, qui coeptis meis favens ilico huc misit exemplum papyri photographum, ex quo materiae quantum volui excerpere potui a pag. 9, in primis quas prelo iam mandaveram paginis supplevi maxime necessaria. praeter Kenyonem autem opem mihi tulere vel epistulis scriptis vel missis quos publicarant libellis amici et benevolentes tot atque etiam tanti, ut exigui libelli fronti praeponendo nomina paene erubescam: Blass Bluemner Danielsson Diels Gercke Guenther Hense Herwerden Kaibel Leo Stahl Weil Wilamowitz. quorum non nulli eadem mecum dixerunt et ubi inventis opus erat invenerunt tempore eodem sive ad horas etiam praegressi. quin etiam hoc aliquotiens accidit ut coniecturis amicorum ego restiterim defensitans quae in codice esse putabam, eaedem tamen

~~138996~~
292062

in hoc exemplari legantur probatae quia in codice sunt ipsae. auctor quis cuique verbo fuerit primus, neque ego possem dicere si vellem, et qui dicere velle coeperunt, ignoscimus quod ex terrarum ac lectionis diversitate aut titubante memoria non expertes fuerunt errorum. credant vel licet vel oportet, quibus in hoc aliquid libello placebit, si quid placebit, multorum id opera effectum esse communi. ac studia maiorum natu minores aemulati indices quos subieci prope totos confecere seminarii nostri sodales, nominum propriorum et proverbiorum Paulus Rabbow, vocabulorum ac dialecti Hermannus Schoene.

scribebam Bonnae kal. Febr.

Nova exemplaria cum librarius faceret, non amisi occasionem corrigendi quae interim animadverteram peccata ac reprehendendi praeterita, ceterum ne praefestinata esset mutatione abstinui.

VI kal. Apr.

I

ΠΡΟΚΥΚΛΙϹ Η ΜΑϹΤΡΟΠΟϹ

Θ[ρέισσ]α, ἀράσσει τὴν θύρην τις· οὐκ ὄψει,
εἴ τις] παρ' ἡμέων ἐξ ἀγροικίης ἥκει; —
Τ[ίς τὴν] θύρην; — Ἐγὼ δέ. — Τίς σύ; δειμαίνεις
ἆσσον προσελθεῖν; — Ἢν ἰδού, πάρειμ' ἆσσον. —
Τίς δ' εἶ σύ; — Γυλλὶς ἡ Φιλαιν[ί]ου μήτηρ.
ἄγγειλον ἔνδον Μητρίχηι παροῦσάν με·
κάλει. — Τίς ἐστιν; — Γυλλίς. — Ἀμμίη Γυλλίς.
στρέψον τι, δούλη. τίς σε μοῖρ' ἔπεισ' ἐλθεῖν,
Γυλλίς, πρὸς ἡμέας; τί σὺ θεὸ[ς πρὸ]ς ἀνθρώπους;

I

Conciliatrix avt lena

Metricha: Thressa, pulsat fores aliquis. non videbis, ecquis a nobis rure venerit? *Thressa:* quis fores? *Gyllis:* ego vero. *Th.* quis tu? metuis propius accedere? *G.* en vide, adsum propius. *Th.* quis vero es tu? *G.* Gyllis Philaenii mater. nuntia intus Metrichae me adesse. voca. *M.* quis est? *Th.* Gyllis. *M.* matercula Gyllis. verte dum, serva. quae te fors adegit, Gyllis, venire ad nos?

προκυκλίς ἡ προμνήστρια Hesychius, cf. VI 90. Erythris προκύκλιοι θεοὶ colebantur. volgare nomen προαγωγός 2 αποικιης *P(apyrus)* pr(imo) 3 an conflata ἐγὼ ἦδε? εσωδε ediderat *K(enyon)* 5 νιδος *P* in margine i. Φιλαινίδος 7 αμμια *P* (sic in versu 1 θυραν *P* pr) 9 παρ ημων *P* pr? *quid di ad homines* Seneca apocol. 13

ἤδη γάρ εἰσι πέντε κου, δοκέ[ω, μῆνες,
ἐξ οὗ σε, Γυλλίς, οὐδ' ὄναρ μὰ τὰ[ς] Μοίρας
πρὸς τὴν θύρην ἐλθοῦσαν εἶδέ τις ταύτην. —
Μακρὴν ἀποικέω, τέκνον, ἐν δὲ ταῖς λαύραις
ὁ πηλὸς ἄχρις ἰγνύων προσέστηκεν·
ἐγὼ δὲ δραίνω μυῖ' ὅσον, τὸ γὰρ γῆρας
ἡμέα]ς καθέλκει χἠ σκιὴ παρέστηκεν. —
Σίγη τ]ε καὶ μὴ τοῦ χρόνου καταψεύδεο,
ἰσχὺν ἔχεις] γάρ, Γυλλί, χἠτέρους ἄγχειν. —
Σίλ[λ]αι[ν]ε ταῦτα, τῆις νεωτέρηις ὑμῖν
πρόσεστιν, ἀλλ' οὐ τοῦτο μή σε θερμήνη.
ἀλλ' ὦ τέκνον, κόσον τιν' ἤδη χηραίνεις
χρόνον μόνη τρύχουσα τὴν μίαν κοίτην;
ἐξ οὗ γὰρ εἰς Αἴγυπτον ἐστάλη Μάνδρις,
δέκ' εἰσὶ μῆνες, κοὐδὲ γράμμα σοι πέμπει,
ἀλλ' ἐκλέλησται καὶ πέπωκεν ἐκ καινῆς.

quid tu deus ad homines? iam enim sunt quinque fere, opinor, menses, ex quo te, Gyllis, ne in somnis quidem, pro Fatae, ad fores quisquam venire vidit nostras. *G.* procul hinc habito, puella, et in vicis lutum poplitum tenus obhaerescit. ego autem polleo quantum musca, nam senectus nos detrahit et umbra adstitit. *M.* [tace] neve tempus falso insimula, [potes] enim, Gyllis, vel suffocare alios. *G.* illude sic sis, iunioribus vobis adhaeret, at nihil hoc te calfaciet. sed o puella, quanto iam vidua es temporis spatio sola atterens unum lectum. ex quo enim in Aegyptum profectus est Mandris, decem sunt menses et ne litteram quidem tibi mittit, sed oblitus

15 μυῖ' Stobaeus flor. 116, 18: μυι, aut μυς *P* 17 καταψευδου *P* pr 25 adscriptum in *P* κύλικος: Anacreon ἔρωτα πίνων

κεῖ δ' ἐστὶν οἶκος τῆς θεοῦ· τὰ γὰρ πάντα
ὅσ' ἐστί κου καὶ γίνετ' ἔστ' ἐν Αἰγύπτωι,
πλοῦτος παλαίστρη δύναμις εὐδ[ίη δ]όξα
θέαι φιλόσοφοι χρυσίον νεηνίσκοι,
θεῶν ἀδελφῶν τέμενος, ὁ βασιλεὺς χρηστός,
Μουσηῖον, οἶνος, ἀγαθὰ πάνθ' ὅσ' ἂν χρήζηις,
γυναῖκες ὁ[κ]όσους οὐ μὰ τὴν [Ἅι]δεω κούρην
ἀστέ]ρας ἐνεγκεῖν οὐραν[ὸ]ς κεκαύχηται,
τὴν] δ' ὄψιν οἷαι πρὸς Πάριν κοθ' ὥρμησαν
θεαὶ κριθ]ῆναι καλλονήν, λάθοιμ' αὐτὰς
ἰδοῦσα.] κοίην οὖν τάλαιν[α] σὺ ψυχὴν
ἔχουσα] θάλπεις τὸν δίφρον; κατ' οὖν λήσεις
τακεῖσα] καί σευ τὸ ὥριμον τέφρη κάψει;
σύντει]νον ἄλλη κἠμέρ[α]ς μετάλλαξον
τὸν ν]οῦν δύ' ἢ τρεῖς χἰλαρὴ κατάστηθι

est plane potusque ex recenti. illic autem est domus deae. nam omnia quaecumque sunt ubique fiuntque, sunt in Aegypto, opulentia palaestra potentia serenitas gloria spectacula philosophi aurum adulescentuli, divorum germanorum templum, rex commodus, Museum, vinum, bona omnia quaecumque desideras, mulieres quot numquam, pro Orci puella, stellas ferre caelum gloriatum est, specie autem quales ad Parim quondam properarunt deae in iudicium pulcritudinis, quas utinam [videam] clanculum. quali igitur misera tu mente foves sellam? tabesces igitur sensim tuamque iuventam cinis hauriet? aliorsum tende et biduum aut triduum muta sententiam et hilara consiste cum [amico] alio.

27 οσσ *P* 30 Euergetes, opinor 31 χρηζη *K* edidit, posse tamen in *P* fuisse etiam ις mihi scripsit iamque ex imagine video 34 initio versus supra scriptum προς *P* 38 initio τηρᾶσα alii supplent 39 χημ- *P* pr

φίλον πρὸ]ς ἄλλον· νηῦς μιῆς ἐπ' ἀγκύρης
οὐκ ἀσφ]αλὴς ὁρμοῦ[σα]· κεῖνος ἢν ἔλθηι
. . . . μηδὲ εἷς ἀναστήσηι
με . . . . αι . . . τὸ δ[ῶμα] δὲ ἄγριος χειμὼν
. . . . α κοὐδὲ εἷς οἶδεν
τὸ μέλλο]ν ἡμέων· ἄστατος γὰρ ἀνθρώποις
. . . . η . ἀλλὰ μή τις ἕστηκε
σύνεγγυ[ς] ἡμῖν; — Οὐδὲ εἷς. — Ἄκουσον δὴ
ἅ σοι χρ[εῖ]ζουσ' ὧδ' ἔβην ἀπαγγεῖλαι.
ὁ Ματαχ[ί]νης τῆς Παταικίου Γρύλλος,
ὁ πέντε νικέων ἆθλα, παῖς μὲν ἐν Πυθοῖ,
δὶς δ' ἐν Κορίνθωι τοὺς ἴουλον ἀνθεῦντας,
ἄνδρας δὲ Πίσηι δὶς καθεῖλε πυκτεύσας,
πλουτέων τὸ κ[αλ]όν, οὐδὲ κάρφος ἐκ τῆς γῆς
κινέων, ἄθικτ[ος ναὶ] Κυθηρίην σφρηγίς,

navis in una ancora non stat tuta. ille si venerit [tempestas, teneat te] nec quisquam excitet [sollicitetve.] tecta autem atrox tempestas [subito appropinquat labefactura,] neque quisquam nostrum scit [futura], nam instabilis hominibus [est fortuna.] verum numquis adstat ex propinquo nobis? *M.* nemo quisquam. *G.* audi igitur, quae tibi me quod opus erat renuntiare, huc processi. natus Matachinae Pataecii filiae Gryllus, qui quinque vicit certamina, puer Pythia, bis Corinthi florentes lanugine, viros autem Pisae bis evertit pugilatu, homo dives honestissime, qui ne acus quidem e terra moveat, intactum ita me Cytherea iuvet sigillum, con-

46 γαρ ημεων *P* pr 47 εστηκες *P* pr 48 ημων *P* pr 49 cf. χρεῖζεις VII 64 50 ματακ *P* sed λ aut χ supra κ γυλλος *P* sed correctum in margine 53 πισηι pellucet in *P* (επισον *K*) 54 καρπος *P* pr, cf. III 67: proverbium μηδὲ κάρφος κινεῖν (Ar. Lysistr. 474 Diogenianus VI 67) ἐπὶ τῶν ἡσύχων 55 sic puto *P*. grata sigilla pudico ait Horatius

ἰδών σε καθόδωι τῆς Μίσης ἐκύμηνε
τὰ σπλάγχν' ἔρωτι καρδίην ἀνοιστρηθείς,
καί μευ οὔτε νυκτὸς οὔτ' ἐφ' ἡμέρην λείπει
τὸ δῶμ[α, τέ]κνον, ἀλλά μευ κατακλαίει
καὶ ταταλίζει καὶ ποθέων ἀποθνήσκει.
ἀλλ' ὦ τέκνον μοι Μητρίχη μίαν ταύτην
ἁμαρτίην δός, τῆι θεῶι κατάρτησον
σαυτήν, τὸ [γ]ῆρας μὴ λάθηι σε προσβλέψαν.
καὶ δοιὰ πρήξεις ἡδέω[ς . . . .
δοθήσεταί τι μέζον ἢ δοκεῖς· σκέψαι,
πείσθητί μευ, φιλέω σε, να[ὶ] μὰ τὰς Μοίρας. —
Γυλλί(ς), τὰ λευκὰ τῶν τριχῶν ἀπαμβλύνει
τὸν νοῦν· μὰ τὴν γὰρ Μάνδριος κατάπλωσιν
καὶ τὴν φίλην Δήμητρα ταῦτ' ἔγω[γ]' ἄλλης
γυναικὸς οὐκ ἂν ἡδέως ἐ[π]ήκουσα,

spicatus te in pompa Misae exaestuare praecordia amore sensit mente furiata, et mea nec nocte neque interdiu linquit tecta, puella, sed opplorat mihi et suppalpatur et desiderio moritur. at o puella mihi Metricha unum hoc peccatum da, deae te applica, senectus ne te non intellecta obtueatur. et bis tibi fiet suaviter dabitur aliquid maius quam putas. considera, obsequere mihi, amo te, per te obsecro Fatas. *M.* Gyllis, albitudo capilli retundit sensum tuum. nam ita Mandrim navis referat meque Ceres amet, haec mihi ex alia muliere non libuisset inaudire,

56 de Misa Orph. hymn. 42 60 cf. VI 77 61 μητριχηι *P* pr 64 δια *P* pr (οια *K*): dulcis venus, dulcia dona 66 πείθεσθαί τινος (ut ἀκούειν) structura Herodotea 67 γύναι pro nomine proprio Stobaeus flor. 116, 24

χωλὴν δ' ἀείδειν χώλ' ἂν ἐξεπαίδευσα
καὶ τῆς θύρης τὸν οὐδὸν ἐχθρὸν ἡγεῖσθαι.
σὺ δ' αὖτις ἔς με μηδὲ ἕν, φ[ί]λη, τοῖον
φέρουσα χώρει· μῦθον ὃς μιτρηίαισι
πρέπει γυναιξί, ταῖς νέαις ἀπάγγ[ε]λλε,
τὴν Πυθέω δὲ Μητρίχην ἔα θάλπειν
τὸν δίφρον, οὐ γὰρ ἐνγελᾶι τις εἰς Μάνδριν.
ἀλλ' οὐχὶ τούτων, φασί, τῶν λόγων Γυλλὶς
δεῖται· Θρέισσα, τὴν μελαινίδ' ἔκτ[ρ]ιψον
χἠκτημόρους τρεῖς [κα]τα[μέτρησον ἀ]κρήτου
καὶ ὕδωρ ἐπιστάξασα δὸς πιε[ῖν ἁ]δ[ρ]ῶ[ς.

sed claudam clauda canere edocuissem ianuaeque nostrae limen pro inimico ducere. tu autem iterum ad me nequid, amica, tale latura accedas. fabulam quae mitratas decet mulieres, adulescentulae cuivis narra, Pytheae autem natam Metricham sine fovere sellam, neque enim inrisui quisquam habet Mandrim. at non his, inquiunt, verbis Gyllis indiget. Thressa, nigellam concham exterge et sextarios tres defunde meri aquaque instillata da bi-

71 χώλ' ἂν posui monitus a Blassio: χωλον sed α supra ο *P*. claudam pedibus fecissem ob clauda fide verba, nam par pari. ἀείδειν χωλά monetrix dicitur, cf. proverbia ἄλλως ᾄδεις, *frustra canimus* (τὸ γὰρ ᾄδειν ἐπὶ τοῦ μάτην λέγειν Phrynichus Bekkeri p. 13, 8), adde etiam illud χωλῶι παροικῶν κἂν ἐπισκάζειν μάθοις. peraptum illud choliambicis 73 malo ἔς μευ 74 μετρηιαις *P*, ϵ fortasse ex ι. *multa lectio mitras proprie meretricum esse docet* Servius Aen. IV 216, διάμιτρος ἑταίρα Pollux IV 151 76 πυθ- corr. ex μυθ- *P* 77 μητριχην pro τὸν δίφρον *P* pr 78 ουχι ex ουδε *P* φυσει sed α supra υ *P*: cf. VII 49 79 adscriptum velut κύπελλον in *P* 80 sextariolos quosdam: non κατα- fuit in *P* sed -τα 81 in fine ωι aut ως *P*

τῆι, Γυλλί, πῖθι. — Δεῖξον· οὐ τ . . . .
πείσουσά σ' ἦλθον, ἀλλὰ . . . . τῶν σῶν
ὧν οὕνεκέν μοι, Γυλλί, ωνα . . . .
ὃς σοῦ γένοιτο, μᾶ τέκνον, π . . . .
ἡδύς γε ναὶ Δήμητρα Μη[τρίχης οἶνος·
ἡδίον' οἶνον Γυλλὶς οὐ πέ[πωκ' οὔκω.
σὺ δ' εὐτύχει μοι, τέκνον, ἀλ . . . . . .
ταύτην, ἐμοὶ δὲ Μυρτάλη τε κ[αὶ Σ]ίμη
νέαι μένοιεν, ἔστ' ἂν ἐνπνέ[ηι] Γυλλίς.

bere largiter. ecce, Gyllis, bibe. *G.* ostende. non persuasura tibi veni, sed [amans] tui. *M.* quocirca mihi, Gyllis, fructa [es potu]. *G.* qui tuis fiat sane, puella, [cadis plurimus.] suave quidem, per Cererem, [Metrichae vinum est:] suavius vinum Gyllis nondum potavit. tu vero have mihi, puella, [et amplexare ancillam] hanc, at mihi Myrtale et Sime iuvenes maneant, dum spiritum ducet Gyllis.

82 οὐ τό μευ ἄγγελ[μα? talia vestigia in *P* 84 Γυλλὶς ὤναο conieci. quot in fine perierint litterae, incertum hic et deinceps 88 ἀ[γκα]λίζου [δὲ aut ἀλ[λὰ κ]αὶ ζεῦ[ξον talis exitus in *P*

II

ΠΟΡΝΟΒΟΣΚΟΣ

Ἄνδρες δικασταί, τῆς γενῆς μ[ὲν] οὐκ ἐστὲ
ἡμέων κριταὶ δήκουθεν οὐδὲ [τῆ]ς δόξ[ης,
οὐδ' εἰ Θαλῆς μὲν οὗτος ἀξίην τὴν νηῦν
ἔχει ταλάντων πέντ', ἐγὼ δ' ἐμ[οὺ]ς ἄρτους,
. . . . περ ἕξει Βάτταρον . . [π]ημ[ήν]ας
. . . . κ . ι . . ω αὐτὸν γὰρ . . . . κλαῦσαι
. . . . ιης ὁ μαστὸς ἤιασ . . . ν χώρη
. . . . χμε . . . . στι τῆς [πό]λιος κἠγώ
. . . . κως βουλό[με]θα κἄλλως ἡμέας
. . . π]ροσέλκει προστάτην . . ιμεννην

II

Leno

Battarus: Iudices, de genere quidem nostro vobis non est iudicandum scilicet nec de fama, neque si Thales hic caram habet navem talentis quinque, ego autem meos panes, habebit Battaro laeso [cur poenam non det.] ipsum enim [oportet] flere, [per quem] ingemuit terra [8] civitatis etiam ego [10] protrahit patronum [meum] Menneam

5 *Battarus* persona Dirarum, βατταρισμὸς incondita loquela adde τι 6 μὴ δί]κην δῷ talia *P* 7 sic *K*: lectio incerta ut possis ὅμασπις vel μάστις. tum videtur fuisse ἤιασε (aut -σεν) ἄν, utique plus quam ἤιασεν (η corr. ex π *P*) 8 μεν *K*: δρα]χμη- *P*? προς τι *P*? πολιος corr. ex πολεως *P* 9 κἄλλως verum videtur, non καλῶς, cum praecesserit velut ἦν] μάλ' ἐπ[ιει]κῶς 10 . . ος ελκει *K*: in margine *P* νέμειν habet ut appareat agi de patrono inquilini (Suid. νέμειν προστάτην) cui Μέννης aut plenius nomen. an νέμειν omissum erat initio versus?

. . . . ῶντα πὺξ [νε]νίκηκεν
. . . . νης . . . τοφῶν δὲ κ . . νῦν ἄγχει
. . . . ης ψ . . . . εα ταῦτα το[ῦ ἡλ]ίου δύντος
. . . . θε . . . . ων ἄνδρες . . . χει χλαῖναν
. . . . νως ἐ[γ]ὼ τῶι προστάτ[ηι δ]εδώρημαι
. . . . ἐξ Ἄκης ἐλη . . . α . .
. . . . ουσαπ . . ν κήτηστατιν κακὴν λιμὸν
. . . . νας ἐκ Τύρου τι τῶι δήμωι
. . . . δ]ωρεὴν γὰρ οὔθ' οὗτος πυροὺς
. . . . διν οὔτ' ἐγὼ καλὴν κινεῖν.
εἰ δ' οὕνεκεν πλεῖ τὴν θάλασσαν ἢ χλαῖναν
ἔχει τριῶν μνέων Ἀττικῶν, ἐγὼ δ' οἰκέω
ἐν γῆι τρίβωνα καὶ ἀσκέρας σαπρὰς ἕλκων,
βίηι τιν' ἄξει τῶν ἐμῶν ἔμ' οὐ πείσας,
καὶ ταῦτα νυκτός, οἴχεθ' ἡμὶν ἡ ἀλεωρὴ
τῆς πόλιος, ἄνδρες, κἀφ' ὅτωι σεμνύνεσθε,

[11] Aristophonta pugno vicit [12] etiam nunc strangulat [13] haec sole occaso [14] iudices, [quam] habet laenam [15] ego patrono meo donavi [talem] [16] ex Aca [praedatus est. sed] non putridam cetipendiam, malam famem [levaturus advectum] ex Tyro quidquam populo [dedit.] gratis enim neque hic triticum [praebet] neque ego formosam attrectandam. si vero quia maria navigat aut laenam habet trium minarum Atticarum, cum ego in terra habitem pallium et impilia putrida trahens, vi aliquam ducet mearum me invito, idque noctu, perit nobis securitas urbis, iudices, et qua re gloriamini, liberam rem publi-

12 κῆτι? 13 velut ψοφοδεᾶ 15 εθ ωρισμαι *K* 17 ἀλλ' οὐ σαπρὴν κητηστάτιν? non est in *P* κήπιστατεῖν 18 *Tyrus* vicinaeque *civitates gloriosae in frumento, vino et oleo* geographus Gothofredi 31 20 θιν *K* καλην κινῆν in *P* lego, potest κυνῆν, παλιν κ . ινῆν *K*. cf. ζωιην v. 29 et alia

τὴν αὐτονομίην ὑμέων Θαλῆς λύσει·
ὃν χρῆν ἑαυτὸν ὅστις ἐστὶ κὰκ ποίου
πηλοῦ πεφύρητ' εἰδότ' ὡς ἐγὼ ζώιειν
τῶν δημοτέων φρίσσοντα καὶ τὸν ἥκιστον·
νῦν δ' οἱ μὲν ἐόντες τῆς πόλιος καλυπτῆρες
καὶ τῆι γενῆι φυσῶντες οὐκ ἴσον τούτωι
πρὸς τοὺς νόμους βλέπουσι, κἠμὲ τὸν ξεῖνον
οὐ[δεὶ]ς πολίτης ἠλόησεν οὐδ' ἦλθεν
πρὸς τὰς θύρας μευ νυκτὸς οὐδ' ἔχων δαΐδας
τὴν [ο]ἰκίην ὑφ[ῆψ]εν οὐδὲ τῶν πορνέων
βί]ηι λαβὼν οἴχωκεν· ἀλλ' ὁ Φρὺξ οὗτος,
ὁ νῦν Θαλῆς ἐών, πρόσθε δ', ἄνδρες, Ἀρτίμμης,
ἅπαντα ταῦτ' ἔπρηξε κοὐκ ἐπηιδέσθη
οὔτε νόμον οὔτε προστάτην οὔτ' ἄρχοντα.
καίτοι λαβών μοι, γραμματεῦ, τῆς αἰκείης
τὸν νόμον ἄνειπε, καὶ σὺ τὴν ὀπὴν βῦσον
τῆς κλεψύδρης, βέλτιστε, μέχρις οὗ εἴπηι,

cam vestram Thales resolvet. qui debebat sciens qui sit ipse et ex quali luto contaminatus, sicut ego vivere popularium reformidans vel infimum. nunc autem illi qui sunt urbis integumenta et generis flatu longe aliud atque hic spirant, leges respiciunt, nec me hospitem civis quisquam tribulavit aut adortus est fores meas noctu aut facibus domum succendit aut ex meretricibus meis vi cepit quam abduceret. sed Phryx hic, qui nunc Thales est, ante autem, iudices, Artimmes, cuncta haec fecit nec reveritus est neque legem neque patronum neque praetorem. atqui prende mihi, scriba, iniuriarum legem ac recita, et tu foramen obtura clepsydrae, o bone, dum recitat, ne insuper

28 ον εχρην αυτον *P* 36 οικιαν *P* pr 38 Verg. catal. 10, 8 ***iste post Sabinus ante Quinctio*** 39 ηπαντα *P* sed η incerta aut deformata ex α 43 'νείπηι?

μή πρός τε κυσός, φησί, χὠ τάπης ἡμῖν,
τὸ τοῦ λόγου δὴ τοῦτο, ληΐης κύρσηι. —
Ἐπὴν δ' ἐλεύθερός τις αἰκίσηι δούλην
ἢ ἑκὼν ἐπίσπηι, τῆς δίκης τὸ τίμημα
διπλοῦν τελείτω. — Ταῦτ' ἔγραψε Χαιρώνδης,
ἄνδρες δικασταί, κοὐχὶ Βάτταρος χρήζων
Θαλῆν μετελθεῖν. ἢν θύρην δέ τις κόψηι,
μνῆν τινέτω, φήσ', ἢν δὲ πὺξ ἀλοιήσηι,
ἄλλην πάλι μνῆν· ἢν δὲ τὰ οἰκί' ἐμπρήσηι
ἢ ὅρους ὑπερβῆι, χιλίας τὸ τίμημα
ἐν]ειμε, κἢν βλάψηι τι, διπλόον τίνειν.
ᾤκ]ει πόλιν γάρ, ὦ Θαλῆς, σὺ δ' οὐκ οἶσθα
οὔ[τ]ε πόλιν οὔτε πῶς πόλις διοικεῖται·
ο[ἰκεῖ]ς δὲ σήμερον μὲν ἐν Βρικινδήροις,
ἐχθὲς δ' ἐν Ἀβδήροισιν, αὔριον δ' ἤν σοι

etiam culus — ita nempe istud ait proverbium — praeter stragulam nostram cedat in praedam. *Lex:* si autem homo liber servam verberarit aut ultro attraxerit, litis aestimationem duplam dependito. *B.* haec scripsit Chaerondas, iudices, et non Battarus postulans Thalem vindicare. siquis autem forem ceciderit, minam solvito, inquit, si autem pugnis triverit, aliam rursus minam; si autem tecta adusserit aut terminos supergressus erit, mille drachmis aestimari iussit, et si laeserit quid, duplum dari. nam civitatem habitabat, o Thales, tu vero nescis cum civitatem tum quo modo civitas administretur. habitas autem hodie Bricinderis,

44 litem litisque orationem cum pudendis eorumque tegmine comparans cinaedus videlicet natis iacturam minoris aestimat 47 ἕλκων alii. ne putes ἐπισπῆι 48 Dorius legum conditor quasi auctor Coarum, Χαρώνδας prima correpta Attice 51 φησιν *P*: scilicet Chaerondas 55 οισθας corr. *P* 56 πως *P*, non κῶς propter adnominationem ut 28 ποίου 57 Bricindarii in Rhodo CIA. I 263, quaesita syllabarum cum Abderis consonantia

ναῦλον διδῶι τις, ἐς Φασηλίδα πλώσῃ.
ἐ[γ]ὼ δ' ὅκως ἂν μὴ μακρηγορέων ὑμέας,
ὦνδρες δικασταί, τῆι παροιμίηι τρύχω,
πέπονθα πρὸς Θάλητος ὅσσα κὴμ πίσσηι
μῦς· πὺξ ἐπλήγην, ἡ θύρη κατήρακται
τῆς οἰκίης μευ, τῆς τελέω τρίτην μισθόν,
τὰ ὑπέρθυρ' ὀπτά. δεῦρο, Μυρτάλη, καὶ σὺ
δεῖξον σεωυτὴν πᾶσι· μηδὲν αἰσχύνευ·
νόμιζε το[ύτ]ου[ς] οὓς ὁρῇς δικάζοντας,
πατέρας ἀδελφοὺς ἐμβλέπειν. ὁρῆτ', ἄνδρες,
τὰ τίλματ' αὐτῆς, καὶ κάτωθε κἄνωθεν
ὡς λεῖα ταῦτ' ἔτιλλεν ὡναγὴς οὗτος,
ὅθ' εἷλκεν αὐτὴν κἀβιάζετ'. ὦ γῆρας,
σοὶ θυέτω, ἐπ[εὶ] τὸ αἷμ' ἂν ἐξεφύσησεν
ὥσπερ Φίλι[σ]τ[ο]ς ἐν Σάμωι κοτ' ὁ ἄρεσκος.

heri Abderis, cras siquis tibi vecturam dabit, navigabis Phaselim. at ego, ut ne multa verba faciendo vos, o iudices, ambagine conteram, passus sum a Thalete mala tot adeo quot in pice mus: pugnis ictus sum, foris deiecta est domus meae, cuius solvo trientem pensionem, superlimen tostum. i huc, Myrtale, tuque te ostende omnibus. nequid te pudeat. puta te hos quos vides ius dicentes, patres fratres intueri. videte, iudices, volsuras istius, susque deque haec quam glabra volserit sanctus homo et innocens, dum rapsat eam ac violat. o senectus, tibi sacrificato: absque te esset, sanguinem ebulliisset ut Philistus Sami quon-

59 διδοι *P* 62 καπισσηι *P* pr: illud est καὶ ἐν. notum et apertum proverbium (Zenobius V 46) 64 μισθον corr. ex μοιραν *P*: domnaedius pro mercede τόκους ἐπιτρίτους exigebat 65 non aptum ὀπτᾷ neque ὤπτα 67 οραις *P* pr 69 κατωθεν *P* pr 72 αιμ aut νμ *P*: de figura dictionis cf. VI 10 73 ποτ *P* pr βρεγκος *K*, nam ante ρ littera demutata, α puto, in *P*. improbabile ῥέγκος, cf. de historico proditam memoriam

γελᾶις; κίν[αι]δ[ός] εἰμι καὶ οὐκ ἀπαρνεῦμαι,
καὶ Βάτταρός μοι τοὔνομ' ἐστί, χὠ πάππος
ἦν μοι Σισυμβρᾶς χὠ πατὴρ Σισυμβρίσκος,
κἠπορνοβόσ[κ]ευν πάντες, ἀλλ' ἕκητ' ἀλκῆς
θαρσέων λέο[ντ' ἄγχ]οιμ' ἂν εἰ Θαλῆς εἴη.
ἐρᾶις σὺ μὲν ἴσω[ς] Μυρτάλης· οὐδὲν δεινόν·
ἐγὼ δὲ πυρῶν· ταῦτα δοὺς ἐκεῖν' ἕξεις.
ἢ νὴ Δί' εἴ σευ θ[ά]λπεταί τι τῶν ἔνδον,
ἔμβυσον εἰς τὴν χεῖρα Βα[ττ]άρωι τιμήν,
ἢ αὐτὸ[ς] τὰ σαυτοῦ θλῆ λαβὼν ὅκως χρήζεις·
ἓν δ' ἐστίν, ἄνδρες. ταῦτα μὲν γὰρ εἴρηται
πρὸς [τ]οῦτον, ὑμεῖς δ' ὡς ἀμαρτύρων εὔντων
γνώμηι δικαίηι τὴν κρίσιν διαιτᾶτε.
ἢν δ' οἷον ἐς τὰ δοῦλα σώματα σπεύδηι
κἠς βάσανον αἰτῆι, προσδίδωμι κἀμαυτόν·

dam iste adsentator. rides? cinaedus sum, non infitior, et Battarus mihi nomen est, et avus erat mihi Sisymbras et pater Sisymbriscus, et scorta pascebant omnes, sed quod ad vires pertinet, audacter leonem elidam si sit Thales. amas tute fortasse Myrtalen, nihil mirum, et ego triticum: hoc dato habebis illud. aut, pro Iuppiter, siquid tibi incalescunt viscera, impinge in manum Battaro pretium, aut ipse tua tibi prende ac tunde ut lubet: unum autem idemque est, iudices. haec enim vero dicta sunt adversus hunc, vos autem cum sine testibus res agatur, sententia iusta anquisitam discernite. quod si ut in servilia corpora ruit et

76 Ovidius fast. IV 865 *numina vulgares Veneris celebrate puellae . . . cumque sua dominae date grata sisymbria myrto*, Sisymbrion scortum 79 συ omisit *P* pr ουδεν δωηνον *P* ubi δε adpunctae sunt, ω inserta aut immutata videtur. scriba quid voluerit, non inveni 80 πυρεον vel -εων *P*, cf. versus 4 et 19 82 βα[ττ]αριωι *P* 83 καυτο *P* 84 sic *P* corr. ex ενδετις ανδρας

λαβών, Θαλῆ, στρέβλου με· μοῦνον ἡ τιμὴ
ἐν τῶι μέσωι ἔστω. ταῦτα τρυτάνηι Μίνως
οὐκ ἂν δικάζων βέλτιον διήιτησε.
τὸ λοιπόν, ἄνδρες, μὴ δοκεῖτε τὴν ψῆφον
τῶι πορνοβοσκῶι Βαττάρωι φέρειν, ἀλλὰ
ἅπασι τοῖς οἰκεῦσι τὴν πόλιν ξείνοις·
νῦν δείξεθ' ἡ Κῶς κὼ Μέροψ κόσον δραίνει,
χὠ Θεσσαλὸς τίν' εἶχε κἡρακλῆς δόξαν,
χὠσκληπιὸς κῶς ἦλθεν ἐνθάδ' ἐκ Τρίκκης,
κἤτικτε Λητοῦν ὧδε τεῦ χάριν Φοίβη.
ταῦτα σκοπεῦντες πάντα τὴν δίκην ὀρθῆι
γνώμηι κυβερνᾶτ', ὡς ὁ Φρὺξ τὰ νῦν ὑμῖν
πληγεὶς ἀμείνων ἔσσετ', εἴ τι μὴ ψεῦδος
ἐκ τῶν παλαιῶν ἡ παροιμίη βάζει.

torquenda deposcit, addo adeo me ipsum. prende me, Thales, et distorque: tantummodo pretium in medio esto. haec in trutina Minos si iudicaret, non melius discerneret. ceterum, iudices, nolite putare vos tabellam lenoni ferre Battaro, sed omnibus quotquot incolunt urbem hospitibus. nunc declarabitis, Cos et Merops quantum polleat, et Thessalus quam habuerit Herculesque famam, et Aesculapius quo modo huc venerit Tricca, et Latonam hic qua gratia pepererit Phoebe. quibus consideratis cunctis ius recta sententia gubernate, ut hic Phryx nunc vobis melior evadat verberatus, nisi quid mendacii a maioribus tradita adagio effutit.

96 ειχενηρ- *P* pr: hospitalitatis Coorum exempla immortalia, Hippocratis epist. 9, 1 Κῷοι οὐδὲν ἀνάξιον πρήξουσι οὔτε Μέροπος οὔτε Ἡρακλέος οὔτε Ἀσκληπιοῦ 98 ὧδε: hoc novum est, cf. Callim. hy. IV 160 100 Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος versus fortasse Epicharmi (Suidas in Φρύξ paroemiogr. I p. 376 schol. Aristoph. av. 1283)

III

ΔΙΔΑΣΚΑΛΟΣ

Οὕτω τί σοι δοίησαν αἱ φίλαι Μοῦσαι,
Λαμπρίσκε, τερπνὸν τῆς ζοῆς τ' ἐπαυρέσθαι,
τοῦτον κατ' ὤμου δεῖρον, ἄχρις ἡ ψυχὴ
αὐτοῦ ἐπὶ χειλέων μοῦνον ἡ κακὴ λειφθῆι.
ἔκ μευ ταλαίνης τὴν στέγην πεπόρθηκεν
χαλκίνδα παίζων· καὶ γὰρ οὐδ' ἀπαρκεῦσιν
αἱ ἀστραγάλαι, Λαμπρίσκε, συμφορῆς δ' ἤδη
ὁρμᾶι ἐπὶ μέζον· κοῦ μὲν ἡ θύρη κεῖται
τοῦ γραμματιστέω καὶ τριηκὰς ἡ πικρὴ

III

MAGISTER

Metrotima: Sic aliquam tibi dent amicae Musae, Lamprisce, voluptatem vitaque ut fruaris, hunc de scapulis caede, donec anima eius in labris tantum nequissima relinquatur. evastavit miserae mihi domum assatim ludens. etenim ne sufficiunt quidem tali, Lamprisce, verum ad infortunium iam prorumpit maius. ubi ianua sita sit

3 hinc *catomidiare* 7 ἀστραγάλαι producta altera praeter morem, cf. ἀγή 9 mercedem menstruam quam Romani idibus, Metrotime pridie kal. solvit necessitate instante μετὰ δακρύων ἱκετεύουσα: ita proverbium explicat Zenobius VI 10 (ubi ἦν in ἵνα corruptum est) Phrygum regem fuisse Nannacum narrans, cf. νινήατον *neniam*, τἀπὶ Ναννάκου pro antiquissimis (Macarius VIII 4)

τὸν μισθὸν αἰτεῖ, κὴν τὰ Ναννάκου κλαύσω,
οὐκ ἂν ταχέως λέξειε· τήν γε μὴν παίστρην
ὅκουπερ οἰκίζουσιν οἵ τε προύνικοι
κοἱ δρηπέται, σάφ' οἶδε κἠτέρωι δεῖξαι.
κἠ μὲν τάλαινα δέλτος, ἣν ἐγὼ κάμνω
κηροῦσ' ἑκάστου μηνός, ὀρφανὴ κεῖται
πρὸ τῆς χαμεύνης, τοῦ ἐπὶ τοῖχον ἑρμῖνος,
ἢν μή κοτ' αὐτὴν οἷον Ἀίδην βλέψας
γράψηι μὲν οὐδὲν καλόν, ἐκ δ' ὅλην ξύσηι·
αἱ δορκαλῖδες δὲ λιπαρώτεραι πολλὸν
ἐν τῆισι φύσηις τοῖς τε δικτύοις κεῖνται
τῆς ληκύθου ἡμέων, τῆι ἐπὶ παντὶ χρώμεσθα.
ἐπίσταται δ' οὐδ' ἄλφα συλλαβὴν γνῶναι,
ἢν μή τις αὐτῶι ταὐτὰ πεντάκις βώσηι·
τριθημέρηι Μάρωνα γραμματίζοντος

litteratoris kalendaeque tristes mercedem poscant, licet flens Iovem clamem, haud facile dixerit. at vero lusorium ubi constituant baiuli et fugitivi, eum locum clare scit etiam alteri monstrare. et tabula misera, quam ego me defetigo incerans quotquot mensibus, orba iacet ante grabatulum eius, ante fulcrum ad parietem versum, nisi siquando illam tamquam Orcum conspicatus non inscribit pulcri quidquam, sed totam eradit. tesserae autem pinguiores multo in follibus eius reticulisque iacent quam ampulla nostra, qua ad omnia utimur. scit autem ne alpha quidem syllabam noscere, nisi quis ei quinquiens clamat eadem. nudius ter-

11 ληξιε *P* παίστρα denominata ut παλαίστρα forum aleatorium significat mutabile arbitrio consistentium 17 κην μη *P*: cf. Eur. Med. 30 19 παίγνια δορκαλίδων in pentametro Agathias AP. VII 578, 6 δελι corr. ex δαι *P*; proverbium λιπαρώτερος λύχνου vel ληκυθίου 21 την επι *P* pr 22 cf. Dionys. Thrac. p. 632 b 25 23 βωσαι *P* 24 -ημεραι *P*

τοῦ πατρὸς αὐτῶι τὸν Μάρωνα ἐποίησεν
οὗτος Σίμωνα ὁ χρηστός, ὥστ' ἔγωγ' εἶπα
ἄνουν ἐμαυτήν, ἥτις οὐκ ὄνους βόσκειν
αὐτὸν διδάσκω, γραμμάτων δὲ παιδείην,
δοκεῦσ' ἀρωγὸν τῆς ἀωρίης ἕξειν.
ἐπεὰν δὲ δὴ καὶ ῥῆσιν οἷα παιδίσκον
ἢ 'γώ μιν εἰπεῖν ἢ ὁ πατὴρ ἀνώγωμεν,
γέρων ἀνὴρ ὠσίν τε κὤμμασιν κάμνων,
ἐνταῦθ' ὅκως νιν ἐκ τετρημένης ἠθεῖ.
Ἄπολλον ἀγρεῦ, τοῦτό φημι, χὴ μάμμη
τὰ λῆς ἐρεῖ σοι, κἠστὶ γραμμάτων χήρη,
κὠ προστυχὼν Φρύξ. ἢν δὲ δή τι καὶ μεῖζον
γρύξαι θέλωμεν, ἢ τριταῖος οὐκ οἶδεν
τῆς οἰκίης τὸν οὐδόν, ἀλλὰ τὴν μάμμην
γρηὺν γυναῖκα κὠρφανὴν βίου κείρει,

tius Maronem cum pater ei in litteras digereret, pro Marone probissimus hic Simonem fecit, ut ego stultam me ipsa dicerem, quae non asinos pascere eum docerem, sed litterarum disciplinam, rata auxiliatorem me habituram annorum vergentium. quod si etiam diverbium utpote praetextatum istum recitare aut ego aut pater iubemus, senex ab auribus oculisque laborans, tum quasi ex pertuso id vaso eliquat. 'Apollo Captor' hoc exclamo 'vel mamma quae vis recitabit tibi, et est litterarum expers, vel quilibet unus Phryx'. deinde cum etiam maius aliquid muttire audemus, aut triduo non novit domus nostrae limen, sed mammam, grandaevam mulierem orbamque victu tondet, aut

26 Cίμων in iactu talorum nomen (Pollux VII 205) 33 ηθι ex ιθι corr. *P*. in proverbio erat ἐκ τετρημένης κύλικος πίνειν. imago tracta a percolantibus (Persius 1, 35) 34 αυρευ *P* pr 35 τάλης aut τάλας alii

ἢ τοῦ τέγευς ὕπερθε τὰ σκέλεα τείνας
κάθηθ' ὅκως τις καλλίης κάτω κύπτων·
τί μευ δοκεῖς τὰ σπλάγχνα τῆς κακῆς πάσχειν,
ἐπεὰν ἴδωμι; κοὐ τόσος λόγος τοῦδε·
ἀλλ' ὁ κέραμος πᾶς ὥσπερ ἰτίη θλῆται,
κὴπὴν ὁ χειμὼν ἐγγὺς ἦι, τρί' ἥμαιθα
κλαίουσ' ἑκάστου τοῦ πλατύσματος τίνω.
ἓν γὰρ στόμ' ἐστὶ τῆς συνοικίης πάσης·
τοῦ Μητροτίμης ἔργα Κοττάλου ταῦτα·
κἀληθίν' ὥστε μηδ' ὀδόντα κινῆσαι.
ὅρη δ' ὁκοίως τὴν ῥάκιν λελέπρηκε
πᾶσαν καθ' ὕλην οἷα Δήλιος κυρτεὺς
ἐν τῆι θαλάσσηι τὠμβλὺ τῆς ζοῆς τρίβων.
τὰς ἑβδόμας τ' ἄμεινον εἰκάδας τ' οἶδε

super tecto cruribus extentis sedet tamquam simius aliquis deorsum prospectans. quid mea putas miserae matris viscera pati, ubi viderim? neque huic vero est tanti. sed tegulae omnes tamquam vimina flectuntur ac franguntur, et cum hiems adpropinquat, ternos semisses flens pro singulis laterculis solvo. una enim vox est vici totius: 'Metrotimae filii facta haec sunt Cottali', atque ex vero, ut ne dentem quidem moveas. vide vero ut tergum habet squalidum maculatumque totum per silvam tamquam Delius piscator in mari stupidam vitam terens. ac nundinas et icadas melius novit

43 ἴδωμι Hom. Il. 18, 63: ἴδω μιν complures proposuere 44 ιτια *P*: minus probabile ἴτια pro ἰτεϊνοῖς dictum. cf. Babrii fab. 125 45 ημεθα *P* pr: ἥμαιθον ἡμιωβόλιον, διωβόλιον παρὰ Κυζικηνοῖς Hesychius, ἢ ἄρτον ἢ ἥμαιθον aut quidlubet orant coronistae Phoenicis 49 proverbium ὀδόντα κινεῖν mitius quam θήγειν sumptum a capris 50 δεκοιως *P* pr i. ῥάχιν 53 εβδομας corr. in εβδομαδας *P*: *pueri expectant nundinas ut magister dimittat lussum* Varro sat. 279

τῶν ἀστροδιφέων, κοὐδ' ὕπνος νιν αἱρεῖται
νοεῦνθ' ὅτ' ἦμος παιγνίην ἀγινεῖτε.
ἀλλ' εἴ τί σοι, Λαμπρίσκε, καὶ βίου πρῆξιν
ἐσθλὴν τελοῖεν αἵδε κἀγαθῶν κύρσαις —
Μὴ λασσον αὐτῶι, Μητροτίμη, (μὴ) ἐπεύχεο·
ἕξει γὰρ οὐδὲν μεῖον. Εὐθίης κοῦ μοι;
κοῦ Κόκκαλος, κοῦ Φίλλος; οὐ ταχέως τοῦτον
ἀρεῖτ' ἐπ' ὤμου τῆι Ἀκέσεω σεληναίηι
δείξοντες; αἰνέω τἄργα, Κότταλ', ἃ πρήσσεις·
οὔ σοι ἔτ' ἀπαρκεῖ ταῖσι δορκάσιν παίζειν
ἄστραβδ' ὅκωσπερ οἵδε, πρὸς δὲ τὴν παίστρην

quam astra qui scrutantur, et ne somnus quidem eum capit cogitantem quam mox ferias agatis. at qui tibi, Lamprisce, et vitae actionem honestam deae hae perficiant et bonis potiaris — *Lampriscus:* ne secus ipsi, Metrotima, ne secus imprecare, habebit enim nihil minus. Euthias ubi mihi est? ubi Coccalus, ubi Phillus? non statim hunc tolletis umero, ut ad Aceseae lunam monstretis? laudo facinora, Cottale, quae facis: non iam tibi sufficit tesseris ludere incorrupte sicut hi agunt, sed lusorium fre-

55 αγινητε *P*: coniunctivus minus aptus sententiae et ὅτ' ἦμος particulis i. ὁπηνίκα 57 αἵδε: Musarum in schola signa adsunt 58 μητροιτιμη επευχεο *P* sed μη ante επ- videntur rescriptae 61 ακέσεω *P*, verum puto Ἀκεσέω: i. suspensum habituri ac resupinum, nam ista luna in pendenti est semper neque apparet aversum iter tenens pro adverso. fuit proverbium ἐπὶ διαμενόντων καὶ βραδυνόντων, ἐπὶ ἀναβαλλομένων πρᾶξαί τι, contrarium Λακωνικαῖς σελήναις quippe quae apparuerint eoque moram fecerint (Photius Diogenian. I 57 VI 30 qui Ἀκεσαίου scribunt). adde quae ab ipso nomine consequitur medicinae notionem fracta moleste ac sero reparantis, et proverbium alterum Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο (Zenobius I 52) 63 παιζειν corr. ex πεμπ- *P* 64 fictum ut κύβδα κρύβδα adverbium. ἀστράβδ' *P* ut acuatur vel prima vel postrema (Apollon. de adv. p. 562). hi discipuli

ἐν τοῖσι προυνίκοισι χαλκίζεις φοιτέων.
ἐγώ σε θήσω κοσμιώτερον κούρης,
κινεῦντα μηδὲ κάρφος εἰ τό γ' ἥδιστον.
κοῦ μοι τὸ δριμὺ σκῦλος, ἡ βοὸς κέρκος,
ὧι τοὺς πεδήτας κἀποτάκτους λωβεῦμαι;
δότω τις εἰς τὴν χεῖρα, πρὶν χολῇ βῆξαι. —
Μή μ' ἱκετεύω, Λαμπρίσκε, πρός σε τῶν Μουσέων
καὶ τοῦ γενείου τῆς τε κοττίδος ψυχῆς,
μὴ τῶι με δριμεῖ, τῶι 'τέρωι δὲ λώβησαι. —
Ἀλλ' εἶς πονηρός, Κότταλε, ὥστε καὶ περνὰς
οὐδείς σ' ἐπαινέσειεν οὐδ' ὅκου χώρης

quentans inter baiulos iactas asses. ego te reddam puella verecundiorem, qui ne ciccum quidem moveat si id ipsum maxume adlubescat. ubi mihi acris est pellicula, cauda bubula, qua compeditos et dissolutos violo? dato aliquis in manum, prius quam bilis mihi tussim ciat. *Cottalus:* ne me, Lamprisce, per te Musas obsecro et tuam barbam et capitale tuum ingenium, ne acri me, sed altera ista viola. *L.* at es improbus, Cottale, ut ne mango quidem quisquam te praedicare possit usquam terrarum, ne ibi quidem ubi mures aeque ferrum ro-

65 προνικοισι *P*: cf. Herodian. II p. 445 L. 67 cf. ad I 54 68 alias σκύλος 70 inutile χολήν 71 μη μη ικετευω sed ορ supra ευ temptatae, tum λαμπρισκε corr. ex προσπρισκε *P*: puto corripi potuisse ευ cum invalescere coeperint ea aetate σκεάσαι pro σκευάσαι ac similia, et corripuerat iam Hipponax fr. 22; alioqui mutandum Λάμπρε 72 των γενειων *P* pr κοττιδος corr. ex κουτιδος *P*: cf. Pollux II 29, et κοττίζει aleator 73 ἑτέρωι: explicet Quintilianus I 3, 17. hinc patet cur in v. 68 scriptor σκῦτος spreverit 74 καὶ sine ἄν, cf. V 75 (Schneider Callim. I p. 358) 75 οκου corr. ex οκως *P*: Seneca apocol. 7 ***venisti huc ubi mures ferrum rodunt***, ubi nihil est hominum neque humanitatis (Plin. hist. n. VIII 222). simile de ingenuo proverbium οὐκ ἂν ἐπαινεθείης οὐδ' ἐν περιδείπνωι

οἱ μῦς ὁμοίως τὸν σίδηρον τρώγουσιν. —
Κόσας, κόσας, Λαμπρίσκε, λίσσομαι, μέλλεις
ἔς μευ φορῆσαι; — Μὴ 'μέ, τήνδε δ' εἰρώτα·
τᾶ τᾶ. — Κόσας μοι δώσετ'; εἴ τί σοι ζώην —
Φέρειν ὅσας ἂν ἡ κακὴ σθένηι βύρσα. —
Παῦσαι, ἱκαναί, Λαμπρίσκε. — Καὶ σὺ δὴ παῦσαι
κάκ' ἔργα πρήσσων. — Οὐκέτ' οὐκέτι πρήξω·
ὄμνυμί σοι, Λαμπρίσκε, τὰς φίλας Μούσας. —
Ὅσην δὲ καὶ τὴν γλάσσαν, οὗτος, ἔσχηκας.
πρός σοι βαλέω τὸν μῦν τάχ' ἢν πλέω γρύξῃς. —
Ἰδού, σιωπῶ· μή με, λίσσομαι, κτείνῃς. —
Μέθεσθε, Κόκκαλ', αὐτόν. — Οὔ σε δεῖ λῆξαι,
Λαμπρίσκε, δεῖρον δ' ἄχρις ἥλιος δύνηι. —

dunt. *C.* quot verbera, quot, Lamprisce, quaeso, mihi intro missurus es? *L.* ne me, sed hanc interroga. tax tax. *C.* quot mihi dabitis? ita tibi vivam — *L.* quot ferre malum poterit corium. *C.* desine, satis sunt, Lamprisce. *L.* tu quoque desine igitur mala facinora facere. *C.* non iam, non iam faciam. iuro tibi, Lamprisce, amicas Musas. *L.* quantam vero etiam linguam, eho tu, habuisti. oppingam tibi musculum statim, si plura muttieris. *C.* ecce taceo. ne me, quaeso, interfeceris. *L.* sinite, Coccale, istum. *M.* non opor-

79 interiectio imitantis sonitum verberum, germ. *patsch* 80 φερ sine ειν *P* pr βυρσαι *P* pr 82 ουχι πρηξω *P* (παιξω *P* pr) 84 οσσην *P*: iteratur versus V 8 εσχηκε *P* pr 85 μῦν obicem vel repagulum, hic parvolum ad occludendum os, V 68 patibulum quoddam ostii clavumve ad suspendendum servum. nomen bestiolae fugitivae translatum esse in res plurimas vel corporis musculi vel bellici nauticique declarant, ὁ μύσας vel labris est vel oculis clausis 87 ουδεκληξαι *P*: postulatur aut istuc aut οὐκ ἔδει λῆξαι, nam δέει aut δεῖ σ' ἐκλ- parum credibilia 88 δυσηι *P*

Ἀλλ' ἐστὶν ὕδρης ποικιλώτερος πολλῶι,
καὶ δεῖ λαβεῖν νιν κἀπὶ βυβλίωι δήκου
τὸ μηθὲν ἄλλας εἴκοσίν γε, καὶ ἢν μέλληι
αὐτῆς ἄμεινον τῆς Κλεοῦς ἀναγνῶναι. —
Ἰσσᾶι, λάθοις τὴν γλᾶσσαν ἐς μέλι πλύνας.
ἐρέω ἐπιμηθέως τῶι γέροντι, Λαμπρίσκε,
ἐλθοῦσ' ἐς οἶκον ταῦτα, καὶ πέδας ἥξω
φέρουσ' ὄκως νιν σύμποδ' ὧδε πηδεῦντα
αἱ πότνιαι βλέπωσιν ἃς ἐμίσησεν.

tet cessare, Lamprisce, caede vero donec sol occidat. *L.* at est natrice multo magis varius, atque oportet accipere eum etiam super libro scilicet pro nihilo alia viginti saltem, etsi melius quam ipsa Clio sit lecturus. *M.* heia, lateat lingua tua quam sit elota melle. narrabo haec de industria seni, Lamprisce, profecta domum, et pedicas redibo adferens, ut eum consertis pedibus sic saltantem divae dominae aspiciant, quas oderat.

89 ποικιλώτερος ὕδρας abiit in proverbium (Diogenianus IV 72 VII 69 de vafris ac veteratoribus) 91 μηδεν *P* pr: proprie *rem nullam* est sed transit in adverbium ut τὸ αὔριον ac multa, latine *nequicquam* et *cassum* 93 ἴσσα grammatici tradunt, 'fuit igitur malevolorum exclamatio alienis malis gaudentium' Meinekius FCG IV p. 80, cf. germ. *heisa.* talia ἄλογον ἔχει τὸν τόνον, praeter βαβαὶ et βαβαῖ etiam tribus syllabis βαβᾶι pronuntiabatur ιλασσαν *P*

IV

ΑϹΚΛΗΠΙΩΙ ΑΝΑΤΙΘΕΙϹΑΙ ΚΑΙ ΘΥϹΙΑΖΟΥϹΑΙ

Χαίροις ἄναξ Παίηον, ὃς μέδεις Τρίκκης
καὶ Κῶν γλυκεῖαν κἠπίδαυρον ὤικηκας,
σὺν καὶ Κορωνὶς ἥ σ' ἔτικτε κὠπόλλων
χαίροιεν, ἧς τε χειρὶ δεξιῆι ψαύεις
Ὑγίεια, κὤνπερ οἵδε τίμιοι βωμοί,
Πανάκη τε κἠπιώ τε κἰησὼ χαίροι,
χοἰ Λεωμέδοντος οἰκίην τε καὶ τείχη
πέρσαντες ἰητῆρες ἀγρίων νούσων
Ποδαλείριός τε καὶ Μαχάων χαιρόντων,
χὤσοι θεοὶ σὴν ἑστίην κατοικεῦσιν

IV

Aescvlapio dedicantes et sacrificantes mvlieres

Mulier: Salve rex Paean, qui regis Triccam et Coum dulcem Epidaurumque inhabitasti, simul et Coronis quae te peperit et Apollo salvento, quamque manu dextra tangis Hygia, quarumque hae sunt celebres arae, Panacea Epioneque Iasoque salveto, quique Laomedontis domum ac moenia everterunt, medici atrocium morborum Podalirius et Machaon salvento, et quotquot di tuum focum incolunt deae-

2 γλυκηαν *P*: epitheton Coas mulieres Coique fani scaenam prodit 3 χωπ- *P* pr 5 υγιϊα τε κ' ων *P*: τε ex proximis male iteratum est. Hygia non ut filia Aesculapii hic describitur sed quasi quae in manum ei convenerit

καὶ θεαί, πάτερ Παίηον, ἵλεῳ δεῦτε,
τὠλέκτορος τοῦδ', ὅντιν' οἰκίης τοίχων
κήρυκα θύω, τἀπίδορπα δέξαισθε.
οὐ γάρ τι πολλὴν οὐδ' ἕτοιμον ἀντλεῦμεν,
ἐπεὶ τάχ' ἂν βοῦν ἢ νενημένην χοῖρον
πολλῆς φορίνης κοὐκ ἀλέκτορ' ἴητρα
νούσων ἐποιεύμεσθα, τὰς ἀπέψησας
ἐπ' ἠπίας σὺ χεῖρας, ὦ ἄναξ, τείνας.
ἐκ δεξιῆς τὸν πίνακα, Κοκκάλη, στῆσον
τῆς Ὑγιείης. μᾶ καλῶν, φίλη Κυννοῖ,
ἀγαλμάτων· τίς ἦρα τὴν λίθον ταύτην
τέκτων ἐποίει, καὶ τίς ἐστιν ὁ στήσας; —

que, pater Paean: propitii agite huius galli, quem quidem domesticorum parietum bucinum sacrifico, bellaria accipite. nam minime multus nobis aut in promptu haustus est, tum enim facile bovem aut cumulatam porcam multa tergilla ac non gallum mercedem medicinae poneremus morborum, quos detersisti lenes tu, rex, manus iniectans. a dextra catillum, Coccala, siste Hygiae. o pulcrorum, amica Cynno, signorum. quis ergo marmor hoc artifex faciebat, et quis est qui statuit? *Cynno*:

12 του αλ- *P* pr 14 Theocrit. X 13 ἐκ πίθω ἀντλεῖς (schol. παροιμία ἐπὶ τῶν ἄφθονα ἐχόντων). cf. ἴσην τῖσαι, πολλὰς παῖσαι, κενὴν ψάλλειν al. 16 ἴητρα corr. ex ιητρια *P*: iam Epidauriis titulis pernotuit nomen 19 πίναξ potest esse tabella votiva, eius tamen nulla mentio fit nisi forte sub inscriptionis verbo ἀνατιθεῖσαι. itaque ad ἐπίδορπα relatum escarium alveolum intellego (Dionysius antiq. II 23 πινακίσκοις κεραμέοις) cf. 88 Κοττάλη. haec cum una sit ancilla, aut hic aut illic scriba erravit 20 ὑγιείης producta prima praeter morem: alii post μᾶ incidi versum voluere addique μᾶ aut τῶν, melius erat σὺ τῆς aut αὐτῆς Ὑγείης 21 τον *P* pr: de τίς ἆρα cf. Hermannus Soph. OC. praef. XVI, mus. Rhen. 39 p. 277

Οἱ Πρηξιτέλεω παῖδες· οὐχ ὁρῆις κεῖνα
ἐν τῆι βάσει τὰ γράμματ'; Εὐθίης δ' αὐτὰ
ἔστησεν ὁ Πρήξωνος. — Ἵλεως εἴη
καὶ τοῖσδ' ὁ Παιὼν καὶ Εὐθίηι καλῶν ἔργων.
ὅρη, φίλη, τὴν παῖδα τὴν ἄνω κείνην
βλέπουσαν ἐς τὸ μῆλον· οὐκ ἐρεῖς αὐτήν,
ἢν μὴ λάβηι τὸ μῆλον, ἐκ τάχα ψύξειν;
κεῖνον δέ, Κυννοῖ, τὸν γέροντα πρὸς Μοιρέων,
τὸν χηναλώπεκα ὡς τὸ παιδίον πνίγει.
πρὸ τῶν ποδῶν γοῦν, εἴ τι μὴ λίθος τοὔργον,
ἐρεῖς, λαλήσει. μᾶ, χρόνωι κοτ' ὥνθρωποι
κὴς τοὺς λίθους ἕξουσι τὴν ζοὴν θεῖναι.
τὸν Βατάλης γὰρ τοῦτον οὐχ ὁρῇς, Κυννοῖ,
ὅκως βέβη[κεν] ἀνδριάντα τῆς Μύττεω;

Praxitelis filii, non vides istas in basi litteras? Euthias autem ea statuit Praxonis filius. *M.* propitius sit cum his Paean tum Euthiae pulcrorum operum ergo. vide, amica, puellam istam sursum spectantem ad malum: non dices eam nisi ceperit malum, statim exspiraturam? istum autem, Cynno, senem, pro Fatae, volpanserem ut pupus suffocat. ante pedes certe nostros, nisi lapis esset opus, dices vociferaturum. a, tempus erit cum homines etiam lapidibus valebunt vitam immittere. Batalae enim hanc non vides, Cynno, ut stat in gradu statuam

23 Cephisodotus Praxitelis f. Aesculapium fecit qui translatus est Romam (Plin. hist. n. XXXVI 24) 26 ευθιης *P* magis quam -ηι 27 κειμενην *P* pr 29 ψυξι *P* 30 num κεινην *P* pr? 31 την χ- *P*: *Boethi quamquam argento melioris infans eximie* (sic codices deteriores, *sex anno* corr. in *sexannis* B, num *annosum*?) *anserem strangulat* Plinius XXXIV 84 33 κρονωι *P* pr 36 οπως *P* pr: mulier ignota, Βάταλος antiquis μαλακός, *fractique enervi corpore gressus*, credas saltatricem

εἰ μή τις αὐτὴν εἶδε Βατάλην, βλέψας
ἐς τοῦτο τὸ εἰκόνισμα μὴ [φων]ῆς δείσθω. —
Ἕπευ, φίλη, μοι καὶ καλόν τί σοι δείξω
πρῆγμ' οἷον οὐχ ὥρηκας ἐξ ὅτου ζώεις.
Κύδιλλ', ἰοῦσα τὸν νεωκόρον βῶσον.
οὐ σοὶ λέγω, αὕτη, τῆι [ὧδε] χὦδε χασκεύσηι;
μᾶ, μή τιν' ὤρην ὧν λέγω πεποίηται;
ἕστηκε δ' εἴς μ' ὀρεῦσα καρκίνου μέζον.
ἰοῦσα, φημί, τὸν νεωκόρον βῶσον.
λαίμαστρον, οὔτ' ὀργή σ[ε] κρηγύην οὔτε
βέβηλος αἰνεῖ, πανταχῆι δ' [ἴσ' ἔγ]κεισαι.
μαρτύρομαι, Κύδιλλα, τὸν θ[εὸν] τοῦτον,
ὡς ἔκ με κάεις οὐ θέλουσαν οἰδῆσαι,
μαρτύρομαι, φημί, ἔς σε τἠμ[έρ]ηι κείνηι,

Myttis filiae? siquis non ipsam vidit Batalam, aspicito hanc imaginem nec expetito vocem. *C.* sequere me, amica, et pulcrum aliquod tibi monstrabo facinus, quale non vidisti ex quo vivis. Cydilla, i, advoca aeditumum. eho, non tibi dico hic et hic hietanti? hem, numquid curavit quae dico? immo adstat intuens me cancro grandius. i, inquam, advoca aeditumum. o vorago, nec sacrificula te probam nec profana laudat, aeque ubique incumbis. testor, Cydilla, deum hunc, quo modo excandefacias me nolentem turgescere, te-

38 ...η sine ς *P* pr: agnoscimus hominem forma ac voce, νοῦς ὁρᾶι καὶ νοῦς ἀκούει, cf. VI 61 42 αύτη sic *P* nequis αὐτὴ legat 46 a λαιμ- ut λαιμάσσειν quasi devoratorium, cf. VI 16 i. quae rem divinam facit: iam non extant ὀργός ὀργή sed indidem ducta ὄργια, ὀργὰς dis sacrata prope Eleusinem terra, ὀργεῶνες. dominae dicuntur vel orgia faciens vel profana, i. omnis domina *et profestis lucibus et sacris*

ἐν ἧι τὸ βρέγμα τοῦτό τωὖ ξυρ[ό]ς κνήσει. —
Μὴ πάνθ' ἑτοίμως καρδίη βάλοι, Κυννοῖ·
δούλη 'στί, δούλης δ' ὦτα νωθρίη θλίβει. —
Ἀλλ' ἡμέρη τε κἠπὶ μέζον ὠθεῖται.
αὕτη σύ, μεῖνον· ἡ θύρη γὰρ ὤϊκται
κἀνεῖθ' ὁ παστός. — Οὐχ ὁρῆις, φίλη Κυννοῖ,
οἷ' ἔργα; καινὴν ταῦτ' ἐρεῖς Ἀθηναίην
γλύψαι τὰ καλά, χαιρέτω δὲ δέσποινα.
τὸν παῖδα δὴ (τὸν) γυμνὸν ἢν κνίσω τοῦτον,
οὐχ ἕλκος ἕξει, Κύννα; πρὸς γάρ οἱ κεῖνται

stor, inquam, adversus te die ista, qua cerebrum hoc tibi rursus novacula scalpet. *M.* nolim omnia confestim cor iaculetur, Cynno. serva est, servae aures inertia pressat. *C.* at et dies est et maior fit turba trudentium. heus tu, mane. nam ianua aperta est et patefacta cella. *M.* non vides, amica Cynno, qualia opera? novam haec dices Minervam sculpsisse tam pulcra, salveto autem domina. puerum certe nudum hunc si pupugero, non ulcus habebit, Cynno? nam adiacent ei exta quasi cal-

51 τωυσυρ.ς (ς adpuncta aut demutata) κνησηι *P* i. τοι αὖ ξυρός aut ξυρόν, cf. ξύλα σύλα al. certe hoc clarius quam Σύρη (*tonstricem Suram* Plautus truc. 405). servi capite raso sunt neque capillati nisi ex indulgentia aut ad delicias domini, istam Cynno servae poenam minitatur 52 βαλλει *P* pr ut videtur: κραδίη δέ οἱ ἔνδον ὑλάκτει 54 Cynnun haec proloqui, ut paragraphus indicat, probabile est. illa enim postquam suam ancillam arcessere iussit qui cellam reseraret, iam manere eandem iubet, tum personarum vices fiunt intra v. 56. sacrificatum itur prima luce ἕωθεν, Theocritus XV 73 ὠθεῦνθ' ὥσπερ ὕες 56 i. sacrarium interius arcanum 57 κοινην *P* sed α opinor supra ο 59 τὸν addidit *K*: anaglyptum simile splanchnoptae Styppacis et suffitori Lycii, puer ad aram prosicia deferens *taflee* (Iguvina II B 12) 60 κύννα cum hoc accentu *P* cf. 71

αἱ σάρκες οἷα θερμὰ θερμὰ πηδῶσαι
ἐν τῆι σανίσκηι, τὠργυρεῦν δὲ πύραγρον
οὐκ ἢν ἴδη Μύελλος ἢ Παταικίσκος
ὁ Λαμπρίωνος, ἐκβαλεῦσι τὰς κούρας,
δοκεῦντες ὄντως ἀργυρεῦν πεποιῆσθαι;
ὁ βοῦς δὲ χὠ ἄγων αὐτὸν ἥ θ' ὁμαρτεῦσα
χὠ γρυπὸς οὗτος κὠ [ἀν]άσιλλος ἄνθρωπος,
οὐχὶ Ζόην βλέπουσιν ἡμέρην πάντες;
εἰ μὴ ἐδόκουν τι μέζον ἢ γυνὴ πρήσσειν,
ἀνηλάλαξ' ἄν, μή μ' ὁ βοῦς τι πημήνηι·
οὕτω ἐπιλοξοῖ, Κυννί, τῆι ἑτέρηι κούρηι. —
Ἀληθιναί, φίλη, γὰρ αἱ Ἐφεσίου χεῖρες

dae caldariae salientia in tabula, argenteum autem forcipem nonne si viderit Myellus aut Pataeciscus Lamprionis, elident pupulas rati re vera ex argento esse factum? bos autem et qui ducit eum et quae comitatur et naso adunco hic capilloque subrecto hic homo, nonne vivam aspiciunt lucem universi? nisi quid viderer maius quam pro muliere agere, quiritans proclamarem, nequid bos mihi mali faciat: ita limo optuetur, Cynno, altero oculo. *C.* verae nempe, amica, Ephesii manus

61 θερμα semel tantum *P* pr: plures dantur explicandi viae, quasi λουτρὰ θερμά, aut θερμὸν πηδῶσαι, aut sicut ἄλλ' ἄλλο, πλέον πλέον (Aristoph.) *pius pius* sim. auctus et elationis causa, hanc praefero, sperno quam prius inieram θέρμ' ἄθερμα, sic enim enervatur oratio 62 πυραιτον *P* pr, imposita est primae vocali cum accentu nota longitudinis, secundae nota brevitatis: πύραγρον δὲ alii 63 μυλος *P* pr: cf. germ. *mausen*. Παταικίων ὁ κλέπτης inde ab Aeschinis et cynici Diogenis aetate tritus 66 χο *P*: pictura pompae sacrificalis, qualem Apelles Megabyzi pinxit (Plin. XXXV 93) 67 οὐκ post οὗτος *P* pr, tum σιμος magis quam σιλλος *P* pr, itaque λλ super additae 68 Ζόην sic *P* 70 πημηινηι corr. *P* 71 ουτως *P*

ἐς πάντ' Ἀπελλέω γράμματ', οὐδ' ἐρεῖς, κεῖνος
ὤνθρωπος ἓν μὲν εἶδεν, ἓν δ' ἀπηρνήθη,
ἀλλ' ὧι ἐπὶ νοῦν γένοιτο καὶ θεῶν ψαύειν,
ἠπείγεθ'· ὃς δ' ἐκεῖνον ἢ ἔργα τὰ ἐκείνου
μὴ παμφαλήσας ἐκ δίκης ὁρώρηκεν,
ποδὸς κρέμαιτ' ἐκεῖνος ἐν γναφέως οἴκωι. —
Κάλ' ὑμίν, ὦ γυναῖκες, ἐντελέως τὰ ἱρὰ
καὶ ἐς λῷον ἐμβλέποντα· μεζόνως οὔτις
ἠρέσατο τὸν Παιήον' ἤπερ οὖν ὑμεῖς.
ἰὴ ἰὴ Παίηον, εὐμενὴς εἴης
καλοῖς ἐπ' ἱροῖς ταῖσδε κεἴ τινες τῶνδε
ἔασ' ὀπυιηταί τε καὶ γενῆς ἆσσον.
ἰὴ ἰὴ Παίηον, ὧδε ταῦτ' εἴη. —
Εἴη γάρ, ὦ μέγιστε, χὐγίηι πολλῆι

sunt Apellis ad omnia lineamenta, nec dices 'iste vir aliud vidit aliud dissimulavit', sed quemcumque mente conceperat vel deorum contingere, properans eum urgebat. et qui istum vel opera istius vidit nec ut aequom est suspexit, pede pendeat ille in fullonis aedibus. *Aeditumus*: pulcra vobis, mulieres, sacra ista absolute quodque melius siet portendentia: valdius nemo placavit sibi Paeana quam modo vos. io io Paean, propitius sis ob pulcra sacra his et siqui harum sunt mariti et genere proximi. io io Paean, sic haec eveniant. *M.* eveniant vero, o maxime, et salute multa ve-

75 ψαύειν τινί Pindarus et inferiores, ἐπείγομαι δοτικῇ Suidas (sed talia νηῦς ἐρέτῃσιν ἐπειγομένη aliter sunt). currendi properandi sequendi metaphora usitata in litterarum iudiciis 76 τὰ om. *P* pr 78 sic poliatur tamquam vestis quae tendiculis diducta foedissimo et atrocissimo quoque remedio macerata in fullonicis conciliatur (λακτίζουσι κόπτουσιν ἕλκουσι λυμαινόμενοι Heraclitea p. 65, 17 Bywater) 79 εντελεωσι *P* pr 80 μεζονω *P* pr 83 επιροις corr. ex εμ?προις *P* 86 χυγιηι *P*

ἔλθοιμεν αὖτις μέζον' ἵρ' ἀγινεῦσαι
σὺν ἀνδράσιν καὶ παισί. Κοττάλη, καλῶς
τεμεῦσα μέμνεο τὸ σκελύδριον δοῦναι
τῶι νεωκόρωι τοὔρνιθος, ἔς τε τὴν τρώγλην
τὸν πελανὸν ἔνθες τοῦ δράκοντος εὐφήμως,
καὶ ψαιστὰ δεῦσον, τἄλλα δ' οἰκίης ἕδρηι
δαισόμεθα· καὶ ἐπὶ μὴ λάθῃ φέρειν αὐτή·
τῆς ὑγιῆς λῶι πρόσδος· ἦ γὰρ ἱροῖσιν
μέ[ζ]ων ἁμαρτεῦσ' ἡ ὑγίη 'στὶ τῆς μοίρης.

niamus iterum maiora sacra adportantes cum viris filiisque. Cottala, pulcre seca alitem ac memento crusculum dare aeditumo, et in cavernam serpentis libum immitte lingua favens, et molas sanctas aspergine tingue, cetera domi sedentes epulabimur. neve oblita sis ferre ipsa: de salute volo addas, sacris enim profecto pluris est si comitatur salus quam portio.

88 cf. v. 19 90 νεοκορωι *P*. de Lanuvino serpente Propertius IV 8, 5 *qua sacer abripitur caeco descensus hiatu*, Babrius 153 al. 91 πέλανον sic *P* ut acuatur ultima, quod idem Herodianus praecipit 92 in alio fano Aesculapii et Hygiae lex erat τὰς μοίρας νέμειν τῶι τε εἰσαμένωι καὶ τῶι θεηκολοῦντι, τῶν δὲ κρεῶν μὴ φέρεσθαι (Dittenberger syll. 378) 93 ipsa puella rem divinam ferto ut addat τῆς ὑγιείας. quod nomen et sanitatem omnem significat et quam vale dicentes alicui impertimus salutem. hinc Attici cum alia esculenta et potulenta tum quod peracto sacrificio extremum dis datur aut etiam profanatum aufertur, sive molam unguentumve sive verbenam, breviter ὑγίειαν denominarunt. hinc clausula carminis etiam haec sententia implicita est plus valere integritatem ac pia vota sacrificantis (ὑγίειαν enim quis impertit nisi ἦν εὔνους παρῆι) quam oblatam sacrorum partem 94 δωι *P* pr: item iuxtim conlocata ut βούλει φράσω; *quaeso subveni* 95 αμαρτιης *P* quae videtur interpolatio esse: cf. V 43. ἁμαρτῆι et ὁμ-, ἐφαμαρτεῖν et ἐφομ- utrumque in Homero tradebatur, ἁμαρτεῖν in Euripide (Nauck trag. fr. 680)

V

ΖΗΛΟΤΥΠΟΣ

Λέγε μοι σύ, Γάστρων, εἶ δ' ὑπερκορὴς οὕτω
ὥστ' οὐκέτ' ἀρκεῖ τἀμά σοι σκέλεα κινεῖν,
ἀλλ' Ἀμφυταίηι τῆι Μένωνος ἔγκεισαι. —
Ἐγὼ Ἀμφυταίην τὴν λέγεις ὀρώρηκα
γυναῖκα; προφάσεις πᾶσαν ἡμέρην ἕλκεις,
Βίτιννα· δοῦλός εἰμι, χρῶ ὅ τι βούλει (μοι),
καὶ μὴ τό μευ αἷμα νύκτα κἠμέρην π[ῖ]νε. —
Ὅσην δὲ καὶ τὴν γλᾶσσαν, οὗτος, ἔσχηκας·
Κύδιλλα, κοῦ 'στὶ Πυρρίης; κάλει μαὐτόν. —
Τί ἐστι; — Τοῦτον δῆσον, ἀλλ' ἔθ' ἕστηκας;

V

Zelotypa

Bitinna: Dic mihi tu, Gastro: es vero tam fastidiosus, ut non iam sufficiat tibi mea crura movere, sed Amphytaeae Menonis incumbis. *Gastro:* egone Amphytaeam quam dicis vidi mulierem? praetextus cottidie ducis, Bitinna. servus sum, fac me quidlubet, neve sanguinem meum noctu diuque bibe. *B.* quantam vero etiam linguam, eho tu, habuisti. Cydilla, ubi est Pyrrhias? voca mi eum. *Pyrrhias:* quid est? *B.* hunc

1 Γάστρων *Ventrio.* ηδ *P* 3 Menonis servae ut v. 30 docet 4 λεγεις ex μενων corr. *P* 5 ημεραν *P* 6 μοι om *P*: Ar. Thesmoph. 212 8 idem versus III 84 9 που μοι *P* pr legendum μωὐτόν (μοι αὐτόν)

τὴν ἱμανήθρην τοῦ κάδου ταχέως λύσας.
ἢν μὴ καταικίσασα τῆι σ' ὅληι χώρηι
παράδειγμα θῶ, μᾶ, μή με θῆις γυναῖκ' εἶναι·
ἦρ' οὐχὶ μᾶλλον Φρὺξ ἐγὼ αἰτίη τούτων;
ἐγώ εἰμι, Γάστρων, ἥ σε θεῖσα ἐν ἀνθρώποις·
ἀλλ' εἰ τότ' ἐξήμαρτον, οὐ τὰ νῦν εὖσαν
μῶραν Βίτινναν, ὡς δοκεῖς, ἔθ' εὑρήσεις.
φέρ' εἷς σὺ δῆσον τὴν ἀπληγίδ' ἐκδύσας. —
Μή μή, Βίτιννα, τῶν σε γουνάτων δεῦμαι. —
Ἔκδυθι, φημί. δεῖ σ' ὁτεύνεκ' εἶ δοῦλος
καὶ τρεῖς ὑπέρ σευ μνᾶς ἔθηκα, γινώισκειν.
ὡς μὴ καλῶς γένοιτο τἠμέρηι κείνηι,
ἥτις σ' ἐσήγαγ' ὧδε. Πυρρίη, κλαύσει·
ὁρῶ σε δήκου πάντα μᾶλλον ἢ δεῦντα·

vinci, at etiamne adstas? loramento situlae citius soluto. nisi verberatum te toti regioni exemplum fecero, vah, ne me feceris mulierem esse. an non magis Phryx ego, quae haec commiserim? ego sum, Gastro, quae te hominem inter homines feci. at si tum deliqui, non nunc esse fatuam Bitinnam, ut reris, amplius invenies. age, unus tu vinci tunicam despolians. *G.* ne, ne, Bitinna, per te genua oro. *B.* despoliator, inquam. oportet te quod es servus et tres pro te minas posui, hoc noscere. ut male eveniat diei isti quae te huc invexit. Pyrrhia, plorabis: video te scilicet alia omnia

11 cf. ἱμᾶν ἱβανατρίς al. ut non opus sit mutari ἱμον-: funiculi quibus situla in puteum demittitur λύσας sc. δῆσον, efficacius id quam λῦσον 14 Phryx (non Phrygia) quasi θηρίον, Alciphro ep. III 38 17 μῶραν sic *P*: differre puto a μώρην ut morionem a stulto 18 δυσον *P* pr: εἷς cum par sit duos adhiberi tortores (Petronius sat. 49) 20 post δι σ supra ο addita ε in *P*

σύγσφιγγε τοὺς ἀγκῶνας, ἔκπρισον δήσας. —
Βίτιννα, ἄφες μοι τὴν ἁμαρτίην ταύτην·
ἄνθρωπός εἰμι, ἥμαρτον· ἀλλ' ἐπὴν αὖτις
ἕληις τι δρῶντα τῶν σὺ μὴ θέληις, στίξον.
πρὸς Ἀμφυταίην ταῦτα μή με πληκτίζευ,
μεθ' ἧς ἀλεῖν δεῖ καὶ ἐμὸν ἥ[στ'] ἀ[π]όψηστρον. —
Δέδεται καλῶς σοι. — Μὴ λάθῃ λυθεὶς σκέψαι.
ἄγ' αὐτὸν εἰς τὸ ζήτρειον πρὸς Ἕρμωνα
καὶ χιλίας μὲν ἐς τὸ νῶτον ἐγκόψαι
αὐτῶι κέλευσον, χιλίας δὲ τῆι γαστρί. —
Ἀποκτενεῖς, Βίτιννά, μ' οὐδ' ἐλέγξασα
εἴτ' ἔστ' ἀληθέα πρῶτον εἴτε καὶ ψευδέα; —

quam vincientem. constringe cubitos, extorque vinctum. *G.* Bitinna, dimitte mihi peccatum hoc. homo sum, peccavi. sed cum iterum prenderis facientem quid eorum quae tu noles, dato stigma. cum Amphytaea haec noli mihi suscensere, quacum molere oportet meumque statutum est hostorium. *P.* vinctus est tibi pulcre. *B.* vide ne furtim solvatur. duc eum in carnificinam ad Hermonem et mille in tergo incidi ei iube, mille in ventre. *G.* occides me, Bitinna, neque examina-

25 an σύσσφιγγε scriba voluit? cf. πρισθείς Soph. Ai. 1030 26 αμαρτιαν *P* pr 29 Aesch. Prom. 80 τὴν τραχύτητα μὴ 'πίπλησσέ μοι 30 haec videor mihi legere in *P*, ητο *K*, ο vide ne apostrophus sit ut I 15: frustra multa periclitatus sum, ἦιρε, ἦγε et audaciora. non puto divisis ἧς τὸ construendum ἧς τὸ ἀπόμακτρον ἐμόν ἐστι, utitur fuste meo. puto autem pro ipso demenso servos potuisse vocare lignum quo dominus mensuram castigaret, etsi optabam καὶ ἑνὶ χρῆσθ' ἀποψήστρωι 31 μη ex μεθ corr. *P* 32 Choeroboscus in Etym. M. ζήτρειον (quod significare ergastulum aut pistrinum ait apud Chios et Achaeos) εὕρηται δὲ καὶ διὰ τοῦ ι συνεσταλμένον, ὡς παρ' Ἡρώδᾳ· ἄγε αὐτὸν εἰς τὸ ζήτρειον 33 χιλίας sc. στιγμάς. tum τον *P*

῞Α δ' αὐτὸς εἶπας ἄρτι τῆι ἰδίηι γλάσσηι
'Βίτινν', ἄφες μοι τὴν ἁμαρτίην ταύτην' —
Τήν σευ χολὴν γὰρ ἤθελον κατασβῶσαι. —
῞Εστηκας ἐμβλέπων σύ, κοὐκ ἄγεις αὐτὸν
ὅκου λέγω σοι; ὅδη, Κύδιλλα, τὸ ῥύγχος
τοῦ παντοέρκτεω τοῦδε, καὶ σύ μοι, Δρήχων,
ἤδη 'φαμάρτει σφι, ἐὰν οὗτος ἡγῆται.
δώσεις τι, δούλη, τῶι κα[τ]ηρήτωι τούτωι
ῥάκος καλύψαι τὴν ἀνώνυμον κέρκον,
ὡς μὴ δι' ἀγορῆς γυμνὸς ὢν θεωρῆται.
τὸ δεύτερόν σοι, Πυρρίη, πάλιν φωνέω,
ὅκως ἐρεῖς ῞Ερμωνι χιλίας ὧδε
καὶ χιλίας ὧδ' ἐμβαλεῖν· ἀκήκουκας;
ὡς ἤν τι τούτων ὧν λέγω παραστίξῃς,

bis prius utrum vera sint anne etiam falsa? *B.* quae autem ipse modo dixisti tuapte lingua: 'Bitinna, dimitte mihi peccatum hoc' — *G.* bilem enim tuam volebam restinguere. *B.* tun adstas aspectans et non ducis eum quo tibi dixi? evehe, Cydilla, rostrum malefactoris huius, et tu mihi, Dracho, statim insequere eos, si hic praeit. dabis aliquem, serva, huic exsecrato pannum quo abscondat infamem caudam, ut ne per forum nudus spectetur. iterum tibi, Pyrrhia, rursus pronuntio, ut iubeas Hermonem mille sic et mille sic inicere. audisti? nam siquid horum quae dixi prave notaveris, ipse tu cum pridem debitam sortem tum

37 ιδιαι *P* 39 alias σβέσσαι σβέσαι, cf. πλῶσαι 41 οδῆ *P* quod contractionis signum puto. Eur. Cycl. 12 ὡς ὁδηθείης μακράν, verbum proprium egerentium foras merces venditantiumque, cf. *apage istum* 42 τουδε ex τουτο vel τουτου corr. *P* 43 ἐφαμάρτει cf. IV 95 σοι potius quam σφι *P*, superscriptum est aliquid ut τω ('φαμαρτείτω?), φ male pictam scriba enormiter correxit infra in ῥαφίδας v. 66. de dativo duplici cf. VI 10

αὐτὸς σὺ καὶ τἀρχαῖα καὶ τόκους τίσεις.
βάδιζε, καὶ μὴ παρὰ τὰ Μικκάλης αὐτὸν
ἄγ', ἀλλὰ τὴν ἰθεῖαν. οὗ δ' ἐπεμνήσθην,
κάλει, κάλει δραμεῦσα, πρὶν μακρήν, δούλη,
αὐτοὺς γενέσθαι. — Πυρρίης τάλας, κωφέ,
καλεῖ σε. μᾶ, δόξει τις οὐχὶ σύνδουλον
αὐτὸν σπαράττειν, ἀλλὰ σημάτων φῶρα.
ὁρῇς ὅκως νῦν τοῦτον ἐκ βίης ἕλκεις
ἐς τὰς ἀνάγκας, Πυρρίη; (σ)έ, μᾶ τούτους
τοὺς δύο, Κύδιλλ' ἐπόψεθ' ἡμερέων πέντε
παρ' Ἀντιδώρωι τὰς Ἀχαϊκὰς κείνας,
ἃς πρῴην ἔθηκας, τοῖς σφύροισι τρίβοντα. —
Οὗτος σύ, τοῦτον αὖτις ὧδ' ἔχων ἧκε

usuras pendes. vade, neve eum praeter fundum Miccalae duc, sed recta via. quod autem in mentem mihi venit, voca, voca eos, ancilla, cursitans priusquam longius absint. *Cydilla:* Pyrrhia miser, surde, vocat te. hem, putes non conservum ab eo rapsari, sed furem bustirapum. vides quo modo nunc hunc per vim trahas in necessitates, Pyrrhia? ne te, per hos geminos, Cydilla aspiciet in diebus quinque apud Antidorum Boias istas, quas heri posuisti, talis terentem. *B.* heus tu, hunc huc redi tenens vinctum sic ut educturus

55 αυτος *P* minus certa distributio. licet enim proxima continuare erae (tum καλεῖ 56 Cydilla congruenter cum v. 54), sed v. 60 Cydillam proloqui ipsam aptius puto quam eram Πυρρίης: potuit omitti ς, at non potuit 59 ubi *P* πυρριη εμα 56 συν om. *P* pr 59 τουτοις *P* cf. VI 23, Theocritus VI 22, ὀφθαλμοὺς scilicet. μᾶ hic parum differt a μά aut quod usu sanctum est νή. potest quidem servari τούτοις, mutari τοῖς δύο referrique ad ἐπόψεται 61 Achaicae cur compedes vocentur nunc non liquet, sed ἐυκνήμιδες Ἀχαιοί Homerici et nota originatio ἀπὸ τοῦ ἄχους 63 αυθις *P* pr

δεδεμένον οὕτως ὥσπερ ἐξάγεις αὐτόν,
Κόσιν τέ μοι κέλευσον ἐλθεῖν τὸν στίκτην
ἔχοντα ῥαφίδας καὶ μέλαν· μιῆι δεῖ σὲ
ὁδῶι γενέσθαι ποικίλον. κατηρτήσθω
οὕτω κατὰ μυὸς ὥσπερ ἡ Δάου τιμή. —
Μή, τατί, ἀλλὰ νῦν μὲν αὐτόν, οὕτω σοι
ζ]ώιη Βατυλλὶς κἠπίδοις μιν ἐλθοῦσαν
ἐς ἀνδρὸς οἶκον καὶ τέκν᾽ ἀγκάλαις ἄραις,
ἄφες· παραιτεῦμαί σε τὴν μίαν ταύτην
ἁμαρτίην. — Κύδιλλα, μή με λυπεῖτε,
ἢ φεύξομ᾽ ἐκ τῆς οἰκίης. ἀφέω τοῦτον
τὸν ἑπτάδουλον; καὶ τίς οὐκ ἀπαντῶσα
ἔς μευ δικαίως τὸ πρόσωπον ἐμπτύοι;
ο[ὔ, τ]ὴν τύραννον, ἀλλ᾽ ἐπείπερ οὐκ οἶδεν

fuisti, Cosimque mihi iube venire punctorem cum acubus et atramento: una te oportet opera fieri varium. dependeto sic ex musculo tamquam Davi pretium. *C.* ne feceris, matercula, sed nunc quidem illum, ita tibi vivat Batyllis aspiciasque eam euntem in viri domum ac natos ulnis tollas, dimitte: deprecor te hoc unum peccatum. *B.* Cydilla, ne contristetis me, aut fugiam ex aedibus. utne dimittam hunc septiservum? et quae non occurrens mihi iure in faciem inspuat? non, per

68 μυός cf. III 85. servi nequam pretium nullum pondus habet, quasi τριώβολον 69 τατί sic *P*, littera deest nulla sed potuit π esse prima: πάτορας *patos* Graeci divites appellarunt (Queroli p. 17, 1 Peiper), Latini tatas correpta priore patres, cf. τέττα Τατᾶς σοι ex σω *P* 70 ιδοις μεν *P* sed ε aliquo unco praestructa 73 μη λυπιτε με *P*: peius a metro et sententia λυπείτω με 75 ἑπτάδουλος Hipponax fr. 113 B unde Eustathius Herondae verba adsignavit Hipponacti fr. 75 Bergk. ἀπαντῶσα sine ἄν, cum τίς soli optativo copuletur more Alexandrino (Iacobs AGr. XIII 86) 77 ut in Lysistrate οὐ τὸν Δί᾽ οὐκ

ἄνθρωπος ὤν, ἑωυτὸν αὐτίκ᾽ εἰδήσει
ἐν τῶι μετώπῳ τὸ ἐπίγραμμα ἔχων τοῦτο. —
Ἀλλ᾽ ἔστιν εἰκὰς καὶ Γερήνι᾽ ἐς πέμπτην. —
Νῦν μέν σ᾽ ἀφήσω, καὶ ἔχε τὴν χάριν ταύτηι,
ἣν οὐδὲν ἧττον ἢ Βατυλλίδα στέργω
ἐν τῆισι χερσὶ τῆις ἐμῆσι θρέψασα.
ἐπεὰν δὲ τοῖς καμοῦσιν ἐγχυτλώσωμεν,
ἄξεις τότ᾽ ἀμ[έ]λει τ[ὴν] ἑορτὴν ἐξ ἑορτῆς.

reginam meam, sed quando quidem hominem se esse ignorat, semet ipse statim noverit, si in fronte inscriptum hoc habebit. *C.* at est icas et Gerenia die quinti. *B.* nunc quidem dimittam te, atque habe gratiam huic, quam nihilo minus quam Batyllida diligo, cum in manibus meis enutrierim. ubi autem fatigatis oleum ex aqua infuderimus, tum ages sine dubio ferias feriata.

ἐγώνγα, cf. Ζῆνα τύραννον (Ar. Nub. 564), Μὴν τύραννος, Isis πρέσβα τυράννων, nescias an magna mater hic dicatur. lectio paene certa, nam ex υ et τ aliquid relictum est. non fuit οὐ μὴν τ. επεπειπερ *P* 79 *inscriptus* (Martial. VIII 75, 9) 80 Neptunalia ut Geraestia Gerastia? Γέρην ὁ Ποσειδῶνος Stephanus Byz. Gerena Lesbi oppidum memorans, Γερήνιος ἱππότα quod interpretabantur etiam ἔντιμος διὰ τὸ γῆρας. dies Romae prope idem, X kal. Aug., festus Neptuno 84 consulta verborum ambiguitas, ut possis vel defunctis missas inferias intellegere pro medicina lassitudinis. inter acopa primum locum tenet χύτλη plerumque ὑδρελαίου (problem. Arist. 881 a 4), perunctio laxativa quam medici vocant, perfricatio ex oleo cui vinum paulumque salis (Celsus I 3) vel nitrum adiectum sit. ipsa parabole traxit Christianam de Samarita Luc. 10, 34 85 similiter Lucianus ait ἑορτὴν τὴν ἑορτὴν ἔσει πεποιηκώς. nempe ἑορτὴ modo dies festus qui instat, modo proximum εὐωρίᾳ εὐκολίᾳ ἀπονίᾳ nomen (velut fures ἄγουσιν ἑορτήν), Thuc. I 70, 8 et centiens. ὁρτῆς ionicum

VI

ΦΙΛΙΑΖΟΥCΑΙ Η ΙΔΙΑΖΟΥCΑΙ

Κάθησο, Μητροῖ. τῆι γυναικὶ θὲς δίφρον
ἀνασταθεῖσ[α]· πάντα δεῖ με προστάττειν
αὐτήν· σὺ δ' οὐδ' ἓν ἄν, τάλαινα, ποιήσαις
αὐτὴ ἀπὸ σαυτῆς. μᾶ, λίθος τις, οὐ δούλη,
ἐν τῆι οἰκίηι εἶς, ἀλλὰ τἄλφιτ' ἢν μετρῇ,
τὰ κρῖμν' ἀμιθρεῖς, κἢ τοσοῦτ' ἀποστάξει,
τὴν ἡμέ[ρ]ην ὅλην σε τονθορύζουσαν
καὶ πρημονῶσαν οὐ φέρουσιν οἱ τοῖχοι.
νῦν αὐτὸν [ἐ]κμάσσεις τε καὶ ποεῖς λαμπρόν,

VI

MVLIERES AMICE CONVERSANTES AVT INTIME

Coritto: Adside, Metro. surge et adpone feminae sellam: omnia me oportet imperare ipsam, tu misera nihil feceris tua sponte. pol quasi lapis, non serva, es in aedibus, sed far si tibi demensum datur, grana numeras, et si tantulum decolabit, toto die mussitantem te et bullientem non tolerant pa-

1 δος pro θες *P* pr 3 οὐδ' ἐν ita corr. *P* scripturam continuam 5 inter εἶς et ἀλλὰ unius litterae spatium in *P* non lacunae sed commatis indicium. at omissum aliquid videtur, μοι εἶς an κεῖσ'? μετρεω *P* pr: cf. Demosth. adv. Phorm. 37 al. 6 i. καὶ εἰ, non κῄ. alii κἢν et ἀποστάξηι 8 a πρημονή, hoc a πρῆσαι quod est φυσᾶν. effervescentem tamquam aquam (πρημαινούσας τε θυέλλας Aristophanes)

ὅτ' ἐστὶ χρ[είη]· ληστρί, θῦέ μοι ταύτηι,
ἐπεί σ' ἔγε[υσ]' ἂν τῶν ἐμῶν ἐγὼ χειρέων. —
Φίλη Κοριττοῖ, ταὐτό μοι ζυγὸν τρίβεις·
κἠγὼ ἐπιβρύχουσα ἡμέρην τε καὶ νύκτα
κύων ὑλακτέω ταῖ[ς] ἀνωνύμοις ταύταις.
ἀλλ' οὕνεκεν πρ[ό]ς σ' [ἦλθ]ον — Ἐκποδὼν ἡμῖν,
φθείρεσθε, νώβυστρα, ὦ[τα] μοῦνον καὶ γλᾶσσαι,
τὰ δ' ἄλλ' ἑορταί. — Λίσσομα[ί σε], μὴ ψεύσηι,
φίλη Κοριττοῖ, τίς κοτ' ἦν ὅ σ[ευ] ῥάψας
τὸν κόκκινον βαυβῶνα; — Κοῦ δ' ὀρώρηκας,
Μητροῖ, σὺ κεῖνον; — Νοσσὶς ε[ἶ]χεν ἠρίννης
τριτημέρῃ νιν, μᾶ, καλόν τι δώρημα. —
Νοσσίς; κόθεν λαβοῦσα; — Διαβαλεῖς, ἤν σοι
εἴπω. — Μὰ τούτους τοὺς γλυκέας, φίλη Μητροῖ,

rietes. nunc eam et exterges et reddis nitidam, cum usus est. grassatrix, sacrifica quaeso huic: absque hac esset, gustum ego mearum tibi dedissem manuum. *Metro:* cara Coritto, idem mecum iugum teris: ego quoque infrendens die ac nocte canis latro his ignominiosis. sed quapropter ad te veni — *C.* procul hinc nobis, pessum ite, obturacula mentis, aures tantum et linguae, ceteroqui feriae. *M.* obsecro te, ne mentiare, cara Coritto, quis tandem erat qui tuum consuit coccineum tutunum? *C.* ubi autem vidisti, Metro, tu illum? *M.* Nossis eum Erinnae filia habebat nudius tertius, a, pulcellum donum. *C.* Nossis? unde acceptum? *M.* differes, si tibi dixero. *C.* minime, per dulces hos oculos,

10 cf. II 72 12 proverbium ζυγὸν τὸν αὐτὸν ἕλκειν 15 aptius domina aedium servas aspellere videtur quam advena, licet ipsa quoque adduxerit pedisequam 17 εορτηι *P* 18 ποτ *P* σευ potius quam σοι *P* 19 κονκινον *P* pr: cf. Baubonis in mysteriis partes (Arnobius V 25) 20 maligne adscita θεογλώσσων mulierum nomina (AP. IX 26) 23 cf. V 59

ἐκ τοῦ Κοριττοῦς στόματος οὐδεὶς μὴ ἀκούσηι
ὅσ' ἂν σὺ λέξηις. — Ἡ Βιτᾶτος Εὐβούλη
ἔδωκεν αὐτῆι καὶ εἶπε μηδέν' αἰσθέσθαι. —
Γυναῖκες, αὕτη μ' ἡ γυνή κοτ' ἐκτρίψει.
ἐγὼ μὲν αὐτὴν λιπαρεῦσαν ἠιδέσθην
κἤδωκα, Μητροῖ, πρόσθεν ἢ αὐτὴ χρήσασθαι·
ἡ δ' ὥ(σ)περ εὕρημ' ἁρπάσα(σα) δωρεῖται
καὶ ταῖσι μὴ δεῖ. χαιρέτω φίλη πολλὰ
ἐοῦσα τοίη, χἠτέρην τιν' ἀνθ' ἡμέων
φίλην ἀθρείτω· τἆλλα Νοσσίδι χρῆσθαι,
τῆι μή, δοκέω, μέζον μὲν ἢ γυνὴ [γρ]ύξω,
λάθοιμι δ', Ἀδρήστεια, χιλίων εὔντων

cara Metro, ex Corittus ore minime quisquam audiet quidquid tu locuta eris. *M.* Bitatis filia Eubule dederat ipsi dixeratque nequis sentisceret. *C.* mulieres! haec me mulier quandoque consumet ego eius instantis cessi precibus dedique, Metro, ante quam ipsa uterer. ista vero tamquam inventum rapuit ac donat etiam quibus non oportet. valeto multum amica talis, et aliam aliquam nostra vice amicam circumspicito. ceterum Nossidi utendum — in quam maius quidem quam mulier nihil muttiam, opinor, pace autem tua dixerim, Adrastea — cum mille habeat, unum non addiderim qui

25 καὶ ἡ Εὐβούλη πέπλασται schol. Ar. Thesm. 808, libidinosorum educatrix in Pythag. epist. 4 27 exclamatio significans quod enuntiavit Aeschylus ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος ποτ *P* 30 nam κοινὸν ἕρμαιον, scriptor de subl. 4, 5 ὡς φωρίου τινὸς ἐφαπτόμενος 33 αι post χρησθ superscriptum in *P* 34 cf. IV 69, sed non fuit πρήξω. extremis verbis superscr. in *P* δικη[γ]ρυξ[ω aut ψυξ, idque verum puto cf. III 36; *non plus iusto* obmurmurabo edens vocem criminosam 35 εὔντων non esse *si ego habeam* sed *quia illa habet quibus utatur* declaratur verbo προσδοῦναι

ἕνα οὐκ ἂν ὅστις σαπρός ἐστι προσδοίην. —
Μὴ δή, Κοριττοῖ, τὴν χολὴν ἐπὶ ῥινὸς
ἔχ' εὐθύς, ἤν τι ῥῆμα μὴ καλὸν πεύθηι·
γυναικός ἐστι κρηγύης φέρειν πάντα.
ἐγὼ δὲ τούτων αἰτίη λαλεῦσ' εἰμὶ
(τὰ) πολλά, τήν μευ γλῶσσαν ἐκτεμεῖν δεῖται.
ἐκεῖνο δ' οὗ σοι καὶ μάλιστ' ἐπεμνήσθην,
τίς ἔσθ' ὁ ῥάψας αὐτόν; εἰ φιλεῖς μ', εἶπον.
τί μ' ἐνβλέπεις γελῶσα; νῦν ὀρώρηκας
Μητροῦν τὸ πρῶτον, ἢ τί τἄβρά σοι ταῦτα;
ἐνεύχομαι, Κοριττί, μή μ' ἐπιψεύσηι,
ἀλλ' εἰπὲ τὸν ῥάψαντα. — Μᾶ, τί μοι ἐνεύχῃ;
Κέρδων ἔραψε. — Κοῖος, εἰπέ μοι, Κέρδων;
δύ' εἰσὶ γὰρ Κέρδωνες, εἷς μὲν ὁ γλαυκός,

sit putridus. *M.* noli edepol, Coritto, bilem in naribus educere statim, siquod verbum non bellum resciscas. mulieris est genuinae tolerare omnia. ego autem haec commisi garriendo tam multa, linguam mihi exsecari opus erit. istud autem cuius tibi cum maxime mentionem feci, quis est qui consuit eum? si me amas, dic. quid me intueris ridens? nunc vidisti Metrun primum? aut quo tibi has delicias? imprecor, Coritto, ne mihi mentiaris, verum dic eum qui consuit. *C.* hem, quid mihi imprecaris? Cerdo suit. *M.* qui Cerdo? dic mihi. nam duo

36 σαπρος ex λεπρος corr. *P* δωσω *P* pr 37 κόρη τὺ loco nominis proprii Stobaeus floril. 74, 4 hunc v. et duo proximos adferens 38 σοφόν ut *P* pr ita Stobaeus 41 δεῖται ἀντὶ τοῦ δεῖ anecd. Bekk. 88, 21 Soph. OC. 570 Plat. Men. p. 79 C. propius abest a δεήσει quam a δεῖ (Plautus de aestate *cum caletur*, alii *cum calescit* aut *calet*). modo ne initium versus corrupti aliud fuerit, Πόλλις δὲ 44 ne putes τί μὲν βλέπεις 48 ερραψε *P*: *sutor cerdo* Martialis, *cerdones* pro sellulariis plerique

ὁ Μυρταλίνης τῆς Κυλαιθίδος γείτων,
ἀλλ' οὗτος οὐδ' ἂν πλῆκτρον ἐς λύρην ῥάψαι.
ὁ δ' ἕτερος ἐγγὺς τῆς συνοικίης οἰκέων
τῆς Ἑρμοδώρου, τὴν πλατεῖαν ἐκβάντι,
ἦν μέν κοτ', ἦν τις, ἀλλὰ νῦν γεγήρακε.
τούτωι [Πυμ]αιθὶς ἡ μακαρῖτις ἐχρῆτο·
μνησθεῖεν αὐτῆς οἵτινες προσήκουσι. —
Οὐδέτερος αὐτῶν ἐστιν ὡς λέγεις, Μητροῖ,
ἀλλ' οὗτος οὐκ οἶδ' ἢ Χίου τις ἢ 'ρυθρέων
ἥκει φαλακρός, μικκός· αὐτὸ ἐρεῖς εἶναι
Πρηξῖνον, οὐδ' ἂν σῦκον εἰκάσαι σύκωι
ἔχοις ἂν [οὕτ]ω, πλὴν ἐπὴν λαλῆι, γνώσηι

sunt Cerdones, unus caesius iste vicinus Myrtalinae Cylaethidis filiae, at hic ne plectrum quidem ad lyram suet. alter prope insulam habitans Hermodori, egresso plateam, fuit quidem olim, fuit aliquis, sed nunc consenuit: hoc beata Pymaethis utebatur, meminerint eius qui ad eam pertinent. *C.* neuter eorum est quos dicis, Metro, sed hic nescio quis aut Chio aut Erythris advenit calvus, pusillus; plane dices esse Praxinum, nec ficum fico comparabilem habueris aeque, praeterquam cum loquitur,

50 quaeritur utrum Κυλαίθιδος an Κυλαιθίδος, maris an feminae, item ut Καλαίθιδος Theocr. V 15 51 cf. pectinem scutulatum et pulcrum schol. Iuv. 6, 382 52 οικων *P* pr 54 ut in proverbio ἦσάν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι 55 sic aut Γαλ- *P* unicum anapaesti talis exemplum, lectio certa (non μακαρίη κέχρ-) cf. Theocr. II 70 56 cf. proverbium *vivorum meminerimus* 57 οὓς aut ὧν optamus 58 ἢ ἐκ Χ- alii 59 sic αὐτὸ μόνον ἐργάτης dicitur qui nil nisi opifex 60 νδ fere pro ουδ *P* ικασαις *P* pr: notum ὁμοιότερα σύκου (σύκωι σῦκον οὐδὲ ἓν οὕτως ὅμοιον γέγονεν FCG. IV 610 Mein.), hic ἂν certum utrobique

Κέρδων ὁτεύνεκ' ἐστὶ καὶ οὐχὶ Πρηξῖνος.
κατ' οἰκίην δ' ἐργάζετ' ἐνπολέων λάθρη,
τοὺς γὰρ τελώνας πᾶσα νῦν θύρη φρίσσει.
ἀλλ' ἔργ' ὁκοῖ' ἔστ' ἔργα τῆς 'Αθηναίης·
αὐτῆς ὁρ[ῆ]ν τὰς χεῖρας, οὐχὶ Κέρδωνος
δόξεις· [ἐγὼ] μέν, δύο γὰρ ἦλθ' ἔχων, Μητροῖ,
ἰδοῦσ' ἅμ' ἰ[λλ]ῶς τὤμματ' ἐξεκύμηνα.
τὰ βαλλί' οὕτως ἄνδρες οὐχὶ ποιεῦσι,
αὐταὶ γάρ [ἐσ]μεν, ὀρθά, κοὐ μόνον τοῦτο,
ἀλλ' ἡ μαλακότης ὕπνος, οἱ δ' ἱμαντίσκοι
ἔρι', οὐχ ἱμ[άντες]· εὐνοέστερον σκυτέα
γυναικ[ὶ] διφῶσ' ἄλλον οὐκ ἂν εὑρίσ[κοις. —

agnosces Cerdonem re vera esse et non Praxinum. domi autem operatur venumque dat furtim, nam portitores omnis nunc ianua horret. sed opera qualia opera Minervae sunt: ipsius huius videre manus, non Cerdonis, tibi videberis. ego quidem, nam duo mihi adportavit, Metro, ut simul vidi, torquendo ac pervertendo oculos meos paene effudi. mutonia tam non reddunt viri — nempe inter nos sumus — adrecta, nec solum hoc, sed mollitudo somnus est, loramenta autem lanae, non lora. benevolentiorem sutorem erga mulierem si quaeras, alium non invenias. *M.* cur igitur remisisti istum

63 οικεη cum appendicula aut οικειν *P*: ε obelata et insolita appendix correctorem arguit 68 haec in *P* vestigia, ἰλλῶς aut ἰλλή, cf. ἰλλώπτειν 69 βαλλ- pro φαλλ- opinor, potuit ex dialecto Macedonum provenisse, potuit ex ludicra comparatione verborum βάλλειν βαλλίζειν Βαλλίων (*ex arce Ballionia* Pl. Pseud. 1064). βάβαλον et βάμβαλον τὸ αἰδοῖον Hesychius. accentus incertus utrum βαλλία ut in deminutivis an βάλλια modo adiectivorum, illi favet tale τὸν φαλλὸν ὀρθὸν στησάτω ἄνδρες alii 70 Aristoph. Thesm. 472 Ach. 504 71 Theocrit. V 51 XV 125

Κῶς οὖν ἀφῆκας τὸν ἕτερον; — Τ[ί] δ' οὔ, Μητροῖ,
ἔπρηξα; κοίην δ' οὐ προσήγαγ[ο]ν πειθοῦν
αὐτῶι; φιλεῦσα, τὸ φαλακρὸν κ[α]ταψῶσα,
γλυκὺν πιεῖν ἐγχεῦσα, ταταλίζουσα,
τὸ σῶμα μοῦνον οὐχὶ δοῦσα χρήσασθαι. —
Ἀλλ' εἴ σε καὶ τοῦτ' ἠξίωσ', ἔδει δοῦναι. —
Ἔδει γὰρ ἀλλὰ καιρὸν οὐ πρέποντ' εἶναι·
ἦλθεν γὰρ ἡ Βιτᾶτος ἐν μέσωι δούλη.
αὕτη γὰρ ἡμέων ἡμέρην τέ καὶ νύκτα
τρίβουσα τὸν ὄνον σκωρίην πεποίηκεν,
ὅκως τὸν ωὐτῆς μὴ τετρωβόλο[υ] κόψηι. —
Κῶς δ' οὗτος εὗρε πρός σε τὴν ὁδ[ὸ]ν ταύτην,

alterum? *C.* immo, Metro, quid non feci? qualem non admovi suadelam illi? savians, calvitium destringens, dulcem potum ingerens, blande palpans, corpus meum tantum non dedi utendum. *M.* at hoc quoque te si postulasset, conveniebat dare. *C.* at conveniebat enim occasionem non esse aptam. nam intervenit Bitatis serva, quae nostrum et die et nocte terens asinum tam excoctum quam scauream reddidit, ut suum asinum ne quadrusse feriat. *M.* quo modo autem iste invenit ad te viam

77 cf. I 60. ficta vox ex sonitu palporum videtur ut germ. *tätscheln*, cf. τῇ τάτα τατᾶ (III 79). certe blanda et illecebrosa dicitur attrectatio 80 ἔδει duplicem vim habet ut germ. *es sollte*, iam iteratur in hanc sententiam: at enim fata ita ferebant tempus ut incommodum esset, vide interpretes Herodoti I 8 II 161 V 33. alii οὖν voluere 81 ηληθεν *P* sic apud Petronium imperatur *voca in medio* 84 -λου paene certum, nam υ aut ωι pro spatio nimis ampla. Aeschylus φρενῶν κεκομμένος, Aristophanes οἴων ἀγαθῶν αὐτὸν παρεκόπτου. verba cum alias in hoc carmine tum hic ambigua nequiter, quod primum ac volgare est κόπτειν τὸν ὄνον (qui asinum non potest, stratum caedit), hic valet tripliciter. quattuor obolos diurnum aselli quaestum puto istius, τοῦ αὐτῆς

φίλη Κοριττοῖ; μηδὲ τοῦτό με ψεύση[ι. —
Ἔπεμψεν αὐτὸν Ἀρτεμῖς ἡ Κανδᾶτος
τοῦ βυρσοδέψεω τὴν στέγην σημήνασα. —
Αἰεὶ μὲν Ἀρτεμῖς τι καινὸν εὑρήσει
πρόσω 'πιεῦσα τὴν προκυκλίην θάλ[ψι]ν.
ἀλλ' οὖν τότ' οὐχὶ τοὺς δύ' εἶχες ἐκλῦσαι,
ἔδει πυθέσθαι τὸν ἕτερον τίς ἡ ἐ[κ]δοῦσα. —
Ἐλιπάρεον, ὁ δ' ὤ[μο]σε οὐκ ἂν εἰπεῖν μοι·
ταύτηι γάρ, ἴσθι, [καὶ πονηρὸς] ἦν, Μητροῖ. —
Λέγεις ὁδόν μοι νῦν πρὸς Ἀρτεμῖν εἶναι,
ὅκως ὁ Κ[έρ]δ[ω]ν ὅστις ἐστὶν εἰδ[ή]σω.
ὑγίαινε μ . . . . λαιματ . . χώρει,

istam, cara Coritto? ne hoc quidem mihi dissimula. *C.* misit eum Artemisia Candatis filia coriarii, cum casam meam significasset. *M.* semper sane Artemis aliquid novi reperiet porro pergens ad conciliatricem fomentationem. sed enim tunc non utrumque habebas qui redimeres: debebas sciscitari, alterum quae mulier locasset. *C.* rogitabam, at ille iuravit se non dicturum mihi. nam hac parte, scito, etiam malignus erat, Metro. *M.* dicis eundum mihi nunc ad Artemin esse, ut iste

87 litterae post Κανδατ incertae. Ἀρτεμῖς efferri malo ut Διονῦς et peregrina Βενδῖς quam Ἀρτεμίς, etsi appellativa hypocoristica acui solent 89 δι ει *K*: saepius comici talia δεῖ μ' ἀεὶ καινὸν πόρον εὑρεῖν 90 i. ἐπιοῦσα artem lenoniam (I tit.) similem medicinae in calfacientibus et levantibus. in fine *P* longius vocabulum videtur habere quam θάλψιν, brevius quam θαλπωρήν, fortasse θάλπην, tum super ηνθαλ scripta alia, in his πωρ. an πρόκυκλιν θαλπωρήν corrector? 93 ωμοσεν *P* 94 hic versus suo loco omissus, ἄνω in margine adiectus est scriptus pessime. eum ego sic legi (καὶ et -ρός notata sunt, non perscripta), γαρ και ηγαπησεν μητροι *K* 96 ιδ[ω ε]γω *K*: cf. V 78 97 quadrat in

ἡμῖ[ν ἀ]φ . . . . . . [ἐ]στί· τὴν θύρην κλεῖσον.
αὔτ[η σ]ὺ χ . . . το . . . λι κἀξαμιθρῆσαι
αἳ ἀλ . . . . . . εσ . . . αι εἰσὶ τῶν τε αἰρέων
ἀντηπ . . . . οὐ γὰρ ἀλλὰ πορθεῦ[σα
ὤρν[υ]θ' . . . . . . αι, κἢν τρέφηι τις ἐν κόλπωι.

Cerdo qui sit, sciam. vale [mihi, Coritto.] multivora, vade, nobis [abeundum] est. ianuam claude. 99 *C.* heus tu et dinumerare quae [farris grana] sint et zizaniorum. [obnititur haec vipera,] vastans enim profecto prosilire solita est [ad ictum,] etiam siquis nutrit in sinu.

lacunam ὑγίαινέ μ[ο]ι [Κοριτ]τί. haec enim discedentis verba esse nec supplendum Μητροῖ pro certo habeo. dubites licet de exitu v. 98 utrum Metro an Coritto loquatur, cetera cum sua Coritto serva agit. novum est, si est, λαιματρίς 99 potest πάλι, non potest τὸ μέλι 100 comparativus -λέστ[ε]ραι? 101 αυτηι *K.* sequebatur ἡ ἔχιδ]ν'? *aptum convicium et comicum in ancillas vipera* Donatus Ter. Eun. V 1, 9, adhibetur celebrata proverbiis Aesopia fabula 97 Halm., iacta in servam verba retorquentur in φιλιαζούσας 102 θ incerta, potest ὤρνυτο πλῆξαι (δῆξαι? Hipponax fr. 49)

VII

CKYTEYC

Κέρδων, ἄγω [σ]οι τάσδε τὰς [φίλας, εἴ] τ[ι
τῶν σῶν ἔχεις αὐτῆισιν ἄξιον δεῖ[ξ]αι
χειρέων νοῆρες ἔργον. — Οὐ μάτην, Μητροῖ,
ἐγὼ φιλῶ σε. ταῖς γυναιξὶν οὐ θήσεις
τὴν μέζον' ἔξω σανίδα, Δριμύλ'; ὤ, φωνέω·
πάλιν καθεύδεις; κόπτε, Πίστε, τὸ ῥύγχος
αὐτοῦ, μέχρις τὸν ὕπνον ἐκχέηι πάντα·
μᾶλλον δὲ τὴν ἄκανθ[αν] . . . . . . ι καλῆι
ἐκ τοῦ τραχήλου δῆσο[ν] . . . . ψ

VII

SVTOR

Metro: Cerdo, adduco tibi has amicas, siquod manuum tuarum habes dignum quod eis ostendatur opus scitum. *Cerdo:* haud frustra, Metro, ego te amo. mulieribus his non feres foras tabulam maiorem, Drimyle? io, clamo. rursum dormis? caede, Piste, rostrum eius, donec somnum effundat totum. aut potius spinam [vinctura] pulcra ad

titulus . κυ . . υς in *P*: adducit ad Cerdonem Metro mulieres duas, tertia apud fores resistens fingitur v. 122 8 velut ἁρμογῆι: spina punget caput cassabundum ex somno 9 conviciosa vox ut τυρόκλεψ, κέρκωψ

κίνει ταχέως τὰ γούνα[τ . . . .
τ]ρίβειν ψοφεῦντα νουθ[ετ] . . . . . . ου τῶνδε
ν[ῦ]ν ἔκ μιν αὐτὴν λε . . . . υνη
κ . . . . σε[υ] τὴ[ν] . . . . ψήσω
ἕζ . . . . ι Πίστ[ε] . . . . ιξας
πυ[ρ]γῖδα μὴ τὴν ὧδ . . . . ν
τὰ χρήσιμ' ἔργα τοῦ π . . . . ος
ταχέως ἔνεγκ' ἄνω . . . . [Μη]τροῖ
οἶ' ἔργ' ἐπόψεσθ'· ἡσυχῇ . . . . ον
τὴν σαμβαλού[χ]ην οι . . . . [π]ρῶτον,
Μητροῖ, τελέων ἀρισ . . . . έων ἴχνος·
θηεῖσθε χὑμε[ῖ]ς, ὦ γυ[ναῖκες· ἡ πτέ]ρνη
ὁρῆθ' ὅπως πέπηγε χ[αλκέοις ἥλ]οις·
ἐξηρτίωται πᾶσα, κ[οὐ τὰ μὲν καλ]ῶς,

collum liga [10] move citius genua[, nisi mavis] terere strepitantia monimenta [13] [situm] abstergebo. considite, Metro. Piste, [recluso] armario [16] utilia opera [17] fer citius desuper Metro, qualia opera aspicietis. otio [perlustra] sandaliariam, [qualia habeat. hoc] primum, Metro, perfectorum optumum [vestigiorum] vestigium. contemplamini vos quoque, mulieres. calcem videte quo modo pacta sit [aereis clavis.] consummata est tota, ne-

11 ***collicrepidae cruricrepidae ferriteri mastigiae*** Plautus ου ante τῶνδε expunctae, librarius τούτων coeperat pro τῶνδε scribere (velut νουθέτημα γὰρ) 12 initio ν[υ]ν incertum, cetera clara υνις *K*: puto λειανέω, τὸ δ' αἰσχύνη, κἤγωγ' ὑπὲρ σεῦ τὴν κόνιν ἀποψήσω· ἕζεσθε, Μητροῖ. in qua sententia praeoptes αὐτός 14 velut τὴν ἄνω ἀνοίξας 15 potest μὴ τεῖν' 17 ἄνωθε· νὴ Δί' ὦ 18 μὲν ἄθρησον? 19 σαμ- *P* ita ut σα pro una α haberi possint. tum fortasse οἷ' ἔχει· τόδε 20 ἄριστον ἰχνέων puto: αρη *K* 22 οπως *P* sed π fortasse immutata superne 23 εξηιτιωται *K*

τὰ δ' οὐχὶ καλῶς, ἀλλὰ πᾶ[σα παγκάλω]ς·
τὸ χρῶμα δ', οὕτως . η . . . . δοίη
. . . . ἐριχανᾶσθ' ἐπαυρέσθαι,
. . . . λ' ὅτωι δ' ἴσον χρῶμα
. . . . ὅκου δὲ κηρὸς ἀνθήσει
. . . . τρεῖς ἔδωκε Κανδᾶ[τις
. . . . τοῦτο κἤτερον χρῶμα
. . . . μι πάνθ' ὅσ' ἐστὶν ἴα
χ . . . . τ . . . . κα δίζειν

que alia belle habent, alia non belle, sed omnia [bellissime.] color vero, ita [vobis dea] det [quaecumque] concupiscitis frui [27] cui autem par color est [28] sed ubi cera, florebit. [minas pro tali] tres dedit Candatis. [30] hic etiam alter color [31] [superat] omnes quotquot sunt violas [33] [di-

24 aut καλλίστως 25 velut ὑμὶν ἡ θεός, et υμ potest in *P* fuisse 26 velut βίου τε χῶν. verbum idem cum ἀριχ- ὀριχ-ριχᾶσθαι quibus Hipponax Aristophanes al. utuntur, proxumum ab ὀρέγεσθαι ὀριγνᾶσθαι ὀρεχθεῖν, significantibus omnibus erectum spe ac voluntate animum. de insitione nasalis cf. ἐρυκανᾶν al. 27 velut νικᾶι τὰ πάντα μῆλ' 28 ergo candidi coloris calcei, cf. interpr. Hor. carm. I 13, 2 Theocr. VIII 19, quales mulieribus ac potissimum meretricibus adsignantur (Pollux VII 92). non potest οὐ κρίνα παρ' αὐτὸ κοὐδὲ 29 velut τοίου δέ μοι μνέας. nominis proprii accentus iste in *P*, cf. VI 87 31 μη *K*: fuit velut νικᾶν δέ φημι aut uno pede plus τοῦτό φημι ι.α aut ηα *P* (..α *K*). aptissimum ad sententiam ἴα ut in rubri nigrive coloris calceis quales Laconici erant. metro aptum ἤια sed reapse nihili. productam esse priorem in ἴα (ἔστ' ἴα) aut solutam in versu paenultimam syllabam non credes, num contractas esse vocales ἐστὶ ἴα? 32 χ et primae sequentium versuum litterae num istis ipsis versibus principia fuerint, minus certum. omisit eas *K* in fine βαδιζειν *K*. nec β nec δ certa. χ[ἠγεῖσθέ μ' αἰεὶ] τὴν ἀληθ[ίη]ν βαύζειν ante, post μή [με κερδαλ]έα δίζειν talia in *P* videbam

. . . . οὐδ᾽ ὅσον ῥοπὴν ψεῦδος
β . . . . Κ]έρδωνι μὴ βίου ὄνησις
κώ[νηΐ]ων γίνοιτο καὶ χάριν πρός με
. . . . . . οὐ γ]ὰρ ἀλλὰ μεζόνων ἤδη
. . . . κερδέων ὀριγνῶνται
μ . . . . τὰ ἔργα τῆς τέχνης ἡμῶν
. . . . τος δὲ δειλαίην οἰζύν
. . . . . ν ἀν . . . εων νύκτα χἠμέρην θάλπω
. . . . . . ἡμέων ἄχρι(ς) ἑσπέρης κάπτει
. . . . η πρὸ[ς] ὄρθ[ρ]ον οὐ δοκέω τό(σ)σον
τὰ μίκρ᾽ ωνοσ . . ηριθ ὑπ[ν . . . .
κοὔπω λέγω, τρεῖς καὶ δι . . . . σκω
ὀτεύνεκ᾽, ὦ γυναῖκες, ἀργ . . . .

cam] ne minimi quidem momenti mendacium, [aut] Cerdoni ne vitae fructus rerumque frugi contingat, gratiamque ad me [36] at maiorem iam [plerique] quaestum adpetunt [cum non adaequent] artificia nostra [39] lamentabiles miserias [40] noctu diuque foveo, [nam labor vires] nostras ad vesperam usque exhaurit [et somnum] ante lucem non tantum puto quantum parvolae [lusciniae] [44] necdum dixi: tres etiam [discentes pasco,] quia, o mu-

33 supple ἐρέω γὰρ οὐδὲν, 34 βαρῦνον, ἢ 36 velut κύων φέροι, sed potest Κ]άρ 38 μιμούμενοι an μή? scilicet sutores alii 39 potest θ]νητὸς 40 potest ἀναγκέων, ἄνευ θεῶν, non potest ἀνὴρ ἐών, ἀντλέων 41 ss. tales ὥρας γὰρ ἡμέων — τὸ πρῆγμα καὶ πρὸς — ὕπνον ὑπνώσσειν 42 η aut αι initium 43 non extricavi: sic *K*, ν mutata videtur ex κ aut in κ, inter ο et η duae fere litterae (possunt legi vel ση vel αρ), tum συθ aut ρυθ potius quam ριθ in *P*. temptavi τὰ μίκρ᾽ ὅσον quae sequeretur avicularum vocabulum fictum per φυθ᾽. fuit proverbium οὐδ᾽ ὅσσον ἀηδόνες ὑπνώσσουσιν (Suidas ἀηδών). neque δαρισ- neque ἦρος aptare poteram, non extat τὰ μικρὰ νοσσί᾽ ὅσσον 44 velut διηκόνους βόσκω 45 οτου *P* pr finalis littera fortasse ς (ἀργὸς οὐ σκυτεύς)

οἳ κἢν ὕηι Ζεύ[ς], τοῦτό μου . . . .
φέρ᾽ εἰ φέρεις τι· τἄλλα δ . . . . ται
ὅκως νεοσσοὶ τὰς κοχώνας θά[λ]π[ον]τες.
ἀλλ᾽ οὐ λόγων γάρ, φασίν, ἡ ἀγορὴ δεῖται,
χαλκῶν δέ· τοῦτ᾽ ἢν μὴ ὑμὶν ἀνδάνηι, Μητρο[ῖ],
τὸ ζεῦγος, ἕτερον χἄτε[ρ]ον μάλ᾽ ἐξοίσει,
ἔστ᾽ ἂν [τὸ] πᾶν πεισθῆτε [μὴ λ]έγει[ν] ψευδέα
Κέρδωνα· τὰς μ[ὲν σαμβαλ]ουχίδας πάσας
ἔνεγκε, Πίστε, [δεῖ γ]ὰρ ἐπ[ιλ]ινηθείσα[ς
ὑμέας ἀπελθεῖν, ὦ γυναῖκες, εἰς οἶκον·
θηεῖσθε δ᾽ ὑμ[εῖς· τὰ] νέα τ[α]ῦτα παντοῖα,
Σικυώνια Ἀμβρακίδια νο[σ]σίδες λεῖαι

lieres, [non cessat sutrina], qui etiam si pluit Iuppiter, hoc mihi [obstrepunt:] ‘fer, siquid fers’. ceterum [sublevant me] tamquam pulli lumbos foventes. at enim non sermone, inquiunt, mercatus indiget, sed aere. hoc par si non placet vobis, Metro, alterum et alterum deinceps efferet, donec omnino vobis erit persuasum non dicere mendacia Cerdonem. sandaliarias mihi cunctas adfer, Piste, [oportet] enim inescatas vos, mulieres, abire domum. vos autem spectate: nova haec omnis generis sunt, Sicyonia Ambraciola pullastrae glabrae psitta-

46 ὕηι correpta priore praeter morem. tum μοι aut μου, verbum erat satis breve, κατᾴδουσι? querela similis Iuven. 9, 67 47 verba instantis famuli domino ut det cibaria ac vestimenta, sic ut latina *age si quid agis* (Plaut. mil. 215) al. α post δ, σ ante τ in *P*? velut ἀμφί μ᾽ ὠθεῦνται 48 οπως *P* pr κηχ- *P* 49 cf. I 78 51 μάλα deinceps gradatim i. rursus, Herodot. I 134, Aristoph. Pac. 460 53 aut μευ 54 ηθεισας *P*, sed dubitans an σ supra ηθ addita sit, primum feci εἰκός γάρ ἐστιν ἠσθείσας. non potest ὀνηθείσας 56 θησεσθε *K*, medius enim in ε ductus porrectus ultra ι: cf. v. 21 minus placet γένεα 57 σικυνια *P* pr an Νοσσίδες a Nosside nominatae? cf. Poll. VII 94 qui ex his emaculatur

ψιττάκεα κανναβίσκα βαυκίδ[ες] βλαῦτται
Ἰωνίκ᾽ ἀμφίσφαιρα νυκτιπήδ[ηκ]ες
ἀκροσφύρια καρκίνια βάμβαλ᾽ Ἀρ[γ]εῖα
κοκκίδες ἔφηβοι διάβαθρα· ὧν ἐρᾷ θυμὸς
ὑμέων ἑκάστης, εἴπατ᾽, ὡς ἂν αἴσθοισθε,
σκυτέα γυναῖκες καὶ κύνες τί βρώζουσιν. —
Κόσου χρεῖζεις κεῖν᾽ ὃ πρόσθεν ἤειρας
ἀπεμπολῆ(σαι) ζεῦγος; ἀλλὰ μὴ βροντέων
αὐτὸς σὺ τρέψηις μέζον εἰς φυγὴν ἡμέας. —
Αὐτὴ σὺ καὶ τίμησον εἰ θέλεις αὐτό,
καὶ στῆσον ἧς κοτ᾽ ἐστὶν ἄξιον τιμῆς·

cea cannabina molliculae soleae Ionica circumgloba noctisultores talaria canceratica bambala Argiva coccinae ephebi diabathra. quae desideret animus cuiusque vestrum, dicite, quippe sentietis sutorem mulieres canesque ut devorent. *Mulier:* quanti vis illud quod ante sustulisti par vendere? at ne tonans maiora ipse tu nos vertas in fugam. *C.* ipsa tu et aestima sis istud et con-

58 ψιντακαια *P*: ψιττάκεια Hesychius, viridantia scilicet βλαυτιά corr. in βλαυττια *P*. an colliduntur versus ritu Calliae? 60 σαμβαλ *K*: quadrat in β figura litterae, vix cadit in σ. ita dictae galliculae ob laxitatem tremulosque circa pedem motus, cf. Hesychii glossas βαμβ- 63 sentietis liberalem ac prodigum sutorem qui mulieribus non minus quam canibus se comedendum praebeat i. suas res profundat ac perdat. de canibus σκυτοτραγούσαις cf. interpr. Horati sat. II 5, 83. non opinor ex usu graeci sermonis esse si post αἴσθοισθε ita distinguas ut per se stet versus tamquam proverbialis totus, τὶ βρώζουσιν. verbum hoc praesens factum est ad βρωτά et βέβρωται, aeque antiquis inusitatum βιβρώσκω 64 ηιρας *P* (ηαρας *K* etsi illud postulavit idem) 65 πολῃζευγος *P*: -πολᾶν τὸ ζ. cogitavit *K* in fine potest αἰτέων legi 66 ἦ μεγάλ᾽ ἐβρόντησας Homerus, at πῶς οὐκ εἰκὸς μέγα βροντᾶν Aristophanes

εἰ τοῦτο . . . . γάρ, οὔ σε ῥηιδίως . . σω.
σκυτέων, γύναι, τὠληθὲς ἢν θέληις ἔργον,
ἐρεῖς τι ναὶ μὰ τήνδε τὴν τεφρὴν κόρσην,
ἐφ᾽ ἧς ἀλώπηξ νοσσιὴ[ν π]εποί[ηται,
τάχ᾽ ἀλφιτηρὸν ἔργα [καλ]ὰ κινεῦσι.
Ἑρμῆ τε κερδέων καὶ σύ, κερδίη Πειθοῖ,
ὡς ἤν τι μὴ νῦν ἡμὶν ἐς βόλον κύρσηι,
οὐκ οἶδ᾽ ὅκως ἄμεινον ἡ χύτρη πρήξει. —
Τί τονθορύζεις κοὐκ ἐλευθέρηι γλάσσηι
τὸν τῖμον ὅστις ἐστὶν ἐξεδίφησας; —
Γύναι, μιῆς μνῆς ἐστιν ἄξιον τοῦτο

stitue quonam dignum sit pretio. hoc enim [attendens] non facile tibi [fraudem faciam.] sutorum, mulier, re vera si postulas opus, dices aliquid, per haec cana tempora in quibus volpes nidum fecit, quod possit panem dare opera bella molientibus. ita Mercuri deus lucrorum et tu, lucrosa Suada, me ametis, ut si non nunc nobis aliquid inciderit in retia, ignoro quo modo melius futurum sit ollae nostrae. *M.* quid murmuraris ac non libera lingua pretium quodcumque est explicuisti? *C.*

69 ι τουτο *K*, vereor ut recte, neque enim sequitur λῆις aut simile verbum. litterae incertae sed quae tendant ad εἰς τοῦτ᾽ ὁρῶν γὰρ in fine δι ων.... *K*, litterae neque in ψεύσω neque in πείσω satis conveniunt, illud tamen credibile 70 δευτε ων *K* ο in ἔργον infra excrevit quasi in α fuitque cum εἰπῖν legerem σκυτέων *coriorum* iungens cum ψεύσω 72 Callim. hy. III 78. meminerimus Κέρδωνος et κερδοῦς cognationem, unde κερδίᾳ tam astutia quam alopecia 73 τοῖα minus quadrat in vestigia *P*. potest ἄριστα 74 κερδέων non pro exclamatione habeo sed pro attributo dei qui vocatur κερδῷος, κερδέμπορος 76 χ correcta in *P*: putes in archetypo fuisse κύθρη 77 τονθορυξεις *P*, ς super addita: futurum non aptum 79 argenti mina an aeris?

τὸ ζεῦγος, ἢ ἄνω σ' ἢ κάτω βλέπειν· χαλκοῦ
ῥίνημ' ὃ δή κοτ' ἐστὶ τῆς Ἀθηναίης
ὠνευμένης αὐτῆς ἂν οὐκ ἀποστάξαι. —
Μάλ' εἰκότως σευ τὸ στεγύλλιον, Κέρδων,
πέπληθε δαψιλέων τε καὶ καλῶν ἔργων.
φύλασσε κα[λῶ]ς αὐτά· τῆι γὰρ εἰκοστῆι
τοῦ Ταυρεῶνος ἡκατῆ γάμον ποιεῖ
τῆς Ἀρ[τακ]ηνῆς, κὐποδημάτων χρείη·
τάχ' οὖν τὰ λῇς [φέ]ρουσι σὺν Τύχηι πρός σε,
μᾶλλον δὲ πάντως· ἀλλὰ θύλακον ῥάψαι,
τὰς μνέας ὅκως σοι μὴ αἱ γαλαῖ διοίσουσι. —
Ἤν τ' ἡκατ(ῆ) ἔλθηι, μνῆς ἔλασσον οὐκ οἴσει,
ἤν τ' ἡ Ἀρτακηνή· πρὸς τάδ' εἰ θέλεις σκέπτευ. —

mulier, una mina constabit hoc par tibi vel sursum vel deorsum spectanti. aeris ramentum quantumcumque erit, Minerva si emat ipsa, non delicuerit. *M.* convenienter sane pergula tua, Cerdo, repleta est et copiosis et formosis operibus. custodi probe ista. nam vicensimo die mensis Taureonis Hecataea nuptias facit Artacenae, atque calceolis opus est. fortasse igitur quae petis ferunt ad te iuvante Fortuna, aut potius utique. culleum tamen tibi consue, ut minas tuas ne mustelae differant. *C.* sive Hecate venerit, mina vi-

80 infinitivus absolutus ut ἓν πρὸς ἓν συμβάλλειν apud Herodotum, cum persona ὅσον γ' ἔμ' εἰδέναι 85 non potest κλήισας, quia α post κ clara est, in exitu potest ας 86 Taureonem Neptuno ut videtur sacrum mensem Iones habuere Samii Cyziceni Sinopenses. ἡ Ἑκατῆ pro Ἑκατέη aut pleniore vocabulo. Ἀρτακηνῆς cum accentu *P*, quasi ex Artace civitate oriundae 89 salse haec defricat hominem ex postulatis λακκόπλουτον futurum, γαλῆν appellat ut rapacissimam et inauspicatam 91 ουχ *P* pr 92 τηιαρτ- *P* errore

Οὔ σοι δίδωσιν ἡ ἀγαθὴ Τύχη, Κέρδων,
ψαῦσαι ποδίσκων ὧν Πόθοι τε κἤρωτες
ψαύουσιν, ἀλλ' εἶς κνῦσα καὶ κακὴ λώβη.
ὥστ' ἐκ μὲν ἡμέων ἄπλε(τ)ο(ς) σέω πρῆξις,
ταύτηι δὲ δώσεις. .κεῖνο τὸ ἕτερον ζεῦγος
κόσου; πάλιν· πρήμηνον ἀξίην φωνὴν
σεωυτοῦ. — Στατῆρας πέντε ναὶ μὰ θεοὺς φοιτᾶι
ἡ ψάλτρι' (Εὐ)ετῆρις ἡμέρην πᾶσαν
λαβεῖν ἀνώγουσ', ἀλλ' ἐγώ μιν ἐ[χθα]ίρω,
κἢν τέσσαράς μοι Δαρεικοὺς ὑπόσχηται,

lius non auferet, sive Artacene: ex his considera sis. *M.* non tibi dat bona Fortuna, Cerdo, ut tangas tenellos pedes quos Cupidines Amoresque tangunt, sed es scabies et mala sordes. itaque a nobis quidem immensum est quod exigis, huic autem dabis. istud alterum par quanti? itera. infla vocem te dignam. *C.* stateras quinque, ita me di iuvent, adventat psaltria Eueteris cottidie flagitans ut accipiam, sed ego eam odi, etsi quattuor mihi Dari-

95 ισκνυσα *P*: i. κνύζα fortasse ex scribae pronuntiatione 96 corruptus versus idque in margine lineola indicatum videtur. λισλεοσεω *K*, απλεοσεω ego opinor legi posse, non potest διπλ-, non est ἃ πλέω neque ἁρπαλέως. feci interim quod intellegi posset, ω clarissimam servavi nescio an relictam ex crasi (σέο ἡ πρῆξις). potest πρήξεις fieri scilicet, et sequitur δώσις 97 ταύτηι Metroni, opinor 98 αξιαν *P* 99 σεωυτου om. *P* pr, correctum et in versu cui praepositum σεωτου est et in superiore margine ubi σεωυτου στατηρ, terminatum nescio quo modo, tamen neque in ας neque in ων pretium quod supra, μνᾶν iterat sutor dicens offerri sibi ab alia tot στατῆρας, si quidem illa argentea est, hi aurei 100 ψαλτριετηρις *P*. retinui quod Rutherford posuit nomen a litteris probabilius quam facetiis. oratio efficacior est omisso quam addito ἡμέας, facillimum erat λαβεῖν μ' ἁ. 102 utrum in quarto pede admissus est ut anapaestus VI 55

ὁτούνεκέν μευ τὴν γυναῖκα τωθάζει
κακοῖσι δέννοις. εἰ δὲ . . . . . . η χρείη,
φέρευ, λαβοῦ (τού)των· τριῶν . . . . δοῦναι
καὶ ταῦτα καὶ ταῦτ . . . . [Δαρ]εικῶν
ἕκητι Μητροῦς τῆσδε . . . . ει . . .
δύ]ναιτό μ' ἐλάσαι σαμ . . . .
ἐόντα λίθινον ἐς θεοὺς ἀνα[π]τῆ[να]ι·
ἔχεις γὰρ οὐχὶ γλᾶσσαν, ἡδονῆς δ' ἠθ[μό]ν·
ἆ, θεῶν ἐκεῖνος οὐ μακρὴν ἄπ[εσθ' ὡνήρ,
ὅτεῳ σὺ χείλεα νύκτα κἠμέρην οι . . . .

cos polliceatur, ideo quia meam mulierem lacessit malis opprobriis. si vero [cogit] necessitas, tolle tibi, sume haec: tribus [ego] dare et haec et haec [tibi volo] Daricis Metronis huius gratia. [ac tua festivitas] incitare me possit, talaria [ut indutus Mercurialia] quamvis lapideus sim, ad deos evolem. habes enim non linguam, sed voluptatis saccum. ah, a dis [vir] ille non procul abest, cui tu labra

ita hic spondeus, an Δαρεικός pro cretico enuntiatus? nam talia potissimum nomina in ore volgi detrita sunt et correpta, cf. τέτραχμον. et sicut Philippi nominantur aurei Philippei, licuit opinor scribere Δαρείους in quo media corripitur legitime. sed cf. IX 12. ceterum hi Darici vide quanto sint pretio valentes fere sesquistateras
104 δεννοις mutatum in δεινοις *P* in exitu litterae praeter χ parum certae, in media lacuna π pellucet. substantivum puto, ἡ χρείη vel εἰ δέ μοι πικρὴ χ. 105 λαβουτων *P* spatium capit θέλω aut δέ σοι 106 ταυταυτα pro ταῦτα *P*: paria singula ternis Daricis an tribus utrumque? 107 ita *K*: ego mihi videbar agnoscere [σὴ δ' ἔτ' ἂν] φωνὴ 108 ν aut μ ante hiatum *P*: velut σαμβάλοισιν ὥστ' Ἑρμέω 109 εονταληθινον *P*, cf. Hipponactis fr. 10 Bergk. 110 ηδηνης *P* δηελθιν *K* dubitans: i. unde liquida voluptas defluit, cf. ad III 33 111 απεσθ aut απεω potest legi in *P* 112 οι . . non omnino certae, nescii an βι aut σπ: non erat θλιβ-, non οἰγ-, num οἰσ[τρεῖς?

φέρ' ὧδε τὸν ποδίσκον· εἰ σίνος, θω[ῦμα.
πάξ· μήτε προσθῇς μήτ' ἀπ' οὖν ἕλῃς μηδέν·
τὰ καλὰ πάντα τῇς καλῇσιν ἁρμόζει.
αὐτὴν ἐρεῖς τὸ πέλμα τὴν Ἀθηναίην
τεμεῖν. δός, αὕτη, καὶ σὺ τὸν πόδα. ψωρὴ
ἄρηρεν ὁπλή, βοῦς ὁ λακτίσας ὑμᾶς·
εἴ τις πρὸς ἴχνος ἠκόνησε τὴν ϲμίλην,
οὐκ ἂν μὰ τὴν Κέρδωνος ἑστίην οὕτω
τοὔργον σαφέως ἔκειτ' ἂν ὡς σαφῶς κεῖται.
αὕτη σύ, δώσεις ἑπτὰ Δαρεικοὺς τοῦδε,
ἡ μέζον ἵππου πρὸς θύρην κιχλίζουσα;
γυναῖκες, ἢν ἔχητε κἠτέρων χρείην

noctu diuque [sollicitas]. huc fer petiolum: mirum, si vitium est. pax. neque addas igitur neque demas quidquam. formosa formosis omnia apta sunt. ipsam dices calcaneum secuisse Minervam. da, heus, tu quoque tuum pedem. scabra congruit ungula, bos pressit vos calce. siquis ad vestigium acuisset scalprum, non tam plane, per Cerdonis Larem, opus exactum esset quam exactum est plane. heus tu, dabis septem Daricos pro hoc, tu quae equa grandius fores versum hinnis? mulieres, si etiam aliis vobis opus erit vel

113 σινος *P* sed potest ut recentior manus χ super inleverit, quasi εἰς ἴχνος θῶ[μεν. clausulae vestigia saepe mihi apparuere talia θωστόν (cf. θωή θωᾶν) 114 post ελη littera dubia ι an ς, huic favet spatium 115 της *P* pr 118 proverbium simile istius *factus ad unguem.* ungula adsumpta a bove, bos ob trituram frumenta expolientem. dispar ex eodem genere Hieronymus epist. 102, 2 memorat *vulgare proverbium quod bos lassus fortius figat pedem* 119 i. si modum cepissem pedis ante quam calceos feci
122 tertiam adloquitur mulierem venditans tanti, ut scias non empturam, ipsum iocari castigantem risus suae urbanitatis

ἢ σαμβαλίσκων ἢ ἃ κατ᾽ οἰκίην ἕλκειν
εἴθισθε, τήν μοι δουλ[ίδ᾽] ὧδε (δεῖ) πέμπειν.
σὺ δ᾽ ἧκε, Μητροῖ, πρός με τῆι ἐνάτηι πάντως,
ὅκως λάβηις καρκίνια· τὴν γὰρ οὖν βαίτην
θάλπους ἄνευ δεῖ ᾿νδον φρονοῦντα καὶ ῥάπτειν.

sandaliis vel quae domi trahere adsuestis, ancillam mihi huc mittatis oportet. tu autem, Metro, redi ad me die noni utique, ut accipias canceratica. nempe corium sine calore oportet intus cum prudentia etiam consui.

126 πεμπετε *P* pr: si non emendatum esset manu eadem πέμπειν, scriberem πέμποιτε 128 βαίτην Asiani pellem caprinam vocitabant, proprium est vocabulum pellis confectae ad tegumenta rustica, hic ad sutrinam. cur nundino opus sit ad Metronis calceos, Cerdo etiam gravius pronuntiat quam nostrates *das will auch genäht sein.*

VIII

ΕΝΥΠΝΙΟΝ

Ἄστηθι, δούλη Ψύλλα· μέχρι τέο κείσηι
ῥέγχουσα; τὴν δὲ χοῖρον αὐονὴ δρύπτει·
ἢ προσμενεῖς σύ, μέχρι σευ ἥλιος θάλψει
τὸν κ]υσὸν ἐσδύς; κῶς δ', ἄτρυτε, κοὐ κάμνεις fr. 1
τὰ πλ]ευρὰ κνώσσουσ'; αἱ δὲ νύκτες ἐννέωροι.
ἄστηθ]ι, φημί, καὶ ἄψον εἰ θέλεις λύχνον
καὶ τ]ὴν ἄναυλον χοῖρον ἐς νομὴν πέμψ[ον.
τόν]θρυζε καὶ κνῶ, μέχρι σευ παραστᾶ[σα fr. 9
τὸ] βρέγμα τῶι σκίπωνι μαλθακὸν θῶμα[ι.

VIII

Somnivm

Surge, serva Psylla. quo usque iacebis stertens? porcam vero siccitas vellicat. an expectabis tu usque dum sol tuum penetrans culum calfaciet? qui autem, indomita, non etiam laboras lateribus cubans, dormitans noctes novenarum horarum? surge, inquam, et accende sis lucernam et cui stabulatio odio est porcam pastum mitte. murmurare ac pruri, donec accedam cerebrumque tuum sci-

1 ἄστησον et similia in Homero ferebantur Zenodoteo, ἄνστησον Aristarchus propagavit Pulex cur nomen sit servae, eloquitur Plautus Curc. 501 3 θαλψηι *P* pr, quod usitatum est, tamen haud aeque instanter dictum (*dum calfaciat*) 6 αψον ex αστησον corr. *P*

δει]λὴ Μεγαλλί, κα[ὶ] σὺ Λάτμιον κνώσσεις;
οὐ] τὰ ἔργα σὲ τρύχ[ου]σιν, ἀλλὰ μὴν στέμμ[α
ἐπ' ἱρὰ διζόμ[εσ]θα· β[αιὸ]ς οὐχ ἡμῖν
ἐ[ν] τῆι οἰκίηι ἔτι μα[λ]λὸς εἰρίων· δειλή,
ἄστηθι. [τ]οῦτ' ἐμὸν . . . . εἰ θέλεις, Ἀννᾶ,
ἄκουσον οὐ . . . . φρένας βόσκεις.
τράγον τιν' . . . . αραιτοσωισαλι . . .
μακρῆς ο . . . . ν τε κεὔκερως . . . .
ἐπεῖδε δὲ . . . . ην . . τῆς βήσσης
η . . σφα . . . . μέν, κ[αὶ] γὰρ ἑσσῶμαι . . . .

pione mihi molle reddam. iners Megallis, etiam tu Endymionis somno sopita es? non pensa te cruciant, et tamen infulam ad sacra requirimus. pauxillum nobis non iam est in domo vellus lanae. iners, surge. hoc meum [somnium], si vis, Anna, audi, non [quali tu] animum pascis. hircum quendam [vidi] [17] et [vetulus] et bene cornutus [18] convallis [19] nam vincor etiam [20] [con-

10 μεγαλλί cum accentu *P* 12 βα.ις *K*: mediae inter β et ς litterae evanidae, non est Ἄδωνος 13 τη sine ι *P* pr 14 μοσ.. *K*. deest ὄναρ αννᾶ cum accentu *P*: delicata dominae puella 15 λουσον *K* qui reliquias extantes in ea pagella quae initium carminis continet tum praetermiserat. et ipse prius ἀλλ' οὐ σὸν aut ἄμουσον legeram οὐχ ὅτεῳ vel οἵωι σὺ τὰς: tangitur proverbium τοὐμόν γ' ἐμοὶ λέγεις ὄναρ (Callimachus bis τοὐμὸν ὄνειρον ἐμοί) sive τὸ σὸν ὄναρ σοὶ λέγω 16 coepit narrare somnium ex vita pastoricia sumptum. sic poeta quae tum viguere bucolica carmina aemulatus est an ludificatus? lectio non certissima: potest ἄγγος, tum τοσωι ομ *K*, ηθ scriptae sunt supra αλ quas ego aut μ quam *K* descripsit: lusi εἶδον ὃς παρ' αἰγὸς ὠἰστρήθη 17 ὅσον? novum ab ο vocabulum incepisse spatium prodit, sed potuit ὃ δ' ἦν γέρων 18 aut ἐπεὶ δ' ἔδε[ι με, ἐδέδετο, talia 19 η superscriptum aliquid habet ἐσφάλην

συ . . . . . . εἶσαι χ[εῖρ]ες, αἰπόλοι πλε . . .
τη . . . . νηπα . . ρίων τε ποιεῦ[ντες,
ὥσπερ τελεῦμεν ἐν . . . . fr. 2
χοἱ μὲν μετώποις ε . . . .
ἔκοπτον ἀρνευτῆρ . . . .
οἱ δ' ὕπτι' ἐρρίπτευν τ[ὰ .
εἰς ἓν γέλως τε κἀνίη . . . .
κἀγὼ 'δόκεον δὶς μ[υρι . .
. . . ἀ]ναλέσθαι κη . . . .
. . . . στη . . . . .

. . . μαι δὲ κ[υ]νέην . . . fr. 5
. . . ἄ]μφωτ[ο]ν δόρεα . . .
. . . ων ἐλη . . το ενδυ . . .

stringuntur] manus, caprarii [vincula faenea et lanea] faciunt, sicut conficimus in [23] et alii fronte [24] feriebant urinatorum modo [25] alii supina iactabant [membra. confluebat] in unum risus maerorque [27] et ego mihi videbar [plus milliens] exsilire et
[30] [gestat] autem galeam ambas tegentem aures, hastas[que iaculans praedabatur puncto temporis]

μέν? hoc certum, itaque longior erat versus, spondeus in quinto pede, deest velut θυμῶι 20 aut -ῆσαι, -εῖς αἱ lusi πλεκτὰς τήλιός τε νὴ Πᾶν' εἰρίων 21 potest ποιεῦσι aut propter sequentia τ' ἐποίευν τι (πλέγμα) 22 nova incipit pagina ac separata sed quae continuare videatur caprariorum lusus ετ . . *K*: ἐπ' ἱεροῖς? 23 ss. vide ad 72 26 ειεν *P* pr 29 potest ὥστ' η 30 aliud fragmentum somnii. induci videtur venator τ[η]ν νεην *K* 31 aut ἄμφωτιν 32 ἐλήζετο? Suidas ἔνδυο τὸ ταχέως, ὡς ἡμεῖς, Μένανδρος

. . . ὧδε τῶν ἀρωδι[ῶν . .
. . . ν αἶγα τῆς φ . . .
. . . ἀ]λλ' οὐδ' ὧς . . .
. . . αἰ]πόλοι μ . . .
. . . τελευ . . .

fr. 3 κ]ἠγὼ οὐκ ἐσύλευν . . .
κ]αὶ ἄλλης δρυὸς . . .
τὰ] δ' ἀμ[φ]ίκαρτα . . .
. . ινα . . ποιουν . . .
. . . . . . ξιον με . . .
. . . . . . ν μᾶ λι . . .
. . . . . . κροκωτ . . .
. . . . . . λεπτῆς ἀ . . .
. . . . . . ς δ' ἐνεβ . . .
. . . . . . εν κυπα . . .
. . . . ἀμφικν . . .
. . . . . κο]θόρνου[ς . . .
. . . . μὲν τὸ . . .

[33] ardearum [34] caprum [35] sed ne sic quidem [36] caprarii
[38] et ego non spoliabam [39] alius arboris [40] circumtonsa [44] crocea [45] subtilis [46] iniecerat
[47] in cingillo [48] circum suras [49] cothurnos

33 aut ἐγ]ὼ δὲ sim. ῥωδιός Hipponax fr. 63, Attici ἐρωιδιός, cf. ad VII 26 34 ..ναι τα της *K* 37 sequitur versiculus extinctus 38 nova pagina 39 ..ν αλλης *K* 40 ..δαμ..ι *K* 42 ..σιον *K*: potest τὸ]ν α[ἶγα] ποιοῦν[τ'..ἀνά]ξιόν με 43 ..αιμαλ.. *K*: spatium post μα in *P* 47 iniecerat mulier aut dea ista nescio quid ἐν κυπάσσει 48 εἶχ' ἀμφὶ κνήμας? 50 -τ]ο μὲν aut -ομεν *P*

. . . . . . ὥρην ἱμ[ατ . .
. . . . . τ]ὸ λῶπο[ς . . .
. . . Ὀδ]υσσέως ο . . .

τὰ δεινὰ . . . fr. 8
ἔρρ' ἐκ προσώπου, μή σ' ἐκεῖ περῶν πρέσβυς
οὔληι κατ' ἰθὺ τῆι βατηρίηι κάψηι.
κἠγὼ μὲ[ν εἶπον . .
θανεῦμ' ὑ[π . .
μαρτύρ[ομαι . .
ὃ δ' εἶπεν . . .
κα[ὶ] τοῦτ' ἰ . .
. . ναδ . . .

[51] iuventam vestis [52] pannus [53] Vlixis
[54] miserabilia [55] aufer te ex oculis, ne te ibi praeteriens senex toto statim baculo hauriat
[57] et ego [respondi] [58] moriar [59] testor
ille autem dixit [61] hoc quoque fortasse

52 ω ante λ *P* pr 53 in fine ο ex ω corr. *P*: cf. Odysseae XVIII 67 ss. 54 nova pagina 55 in προ, 56 in ιθ desinit *P*: explet scholiasta Nic. ther. 377 (Herodae fr. 10) propter βατῆρα τὴν βακτηρίαν memorans Herodam ἐν τῷ ἐπιγραφομένῳ ὕπνῳ· φεύγωμεν ἐκ προσώπου, μή σ' ἐκπερῶν πρέσβυς οὐλῇ κατιθὺ βατηρίῃ καλύψῃ. in priore versu ἐκεῖ περῶν posui, dantur autem alia multa ut μή τι σ' ἐκδέρων, μή σε κἠσορῶν, καίπερ ὢν (hoc accepi a Dielsio). in altero ionicam formam ex scholio recepi, ολῃι *P* sed λ utrimque adpuncta, incertum est κάψηι sed non apta κάμψηι κνάψηι γλύψηι. Hipponacteum δοκέων ἐκεῖνον τῇ βακτηρίᾳ κόψαι adfert Choeroboscus comm. Hephaest. in Studemundi anecdotis I p. 48, 9 articulus si recte additus est οὖλον non esse docet crispum, etsi quaesita est amphibolia componendo hoc cum ἰθύ 57 κω- *P* pr 61 του τι *K*: κατ' οὔτι? 62 aut ἀλ-: tres perisse versus videntur inter 62 et 63

. . νθεα . . .
τὰ μέλεα . .
τιλεῦσιν ε . .
τομὴν ἀ . . .
πολλῶν τ . .
κη τῶι γ . .

fr. 10
. . . ως εχ . . .
. . . αδη . . .
. . . εζον . . .

fr. 11
. . . . ε]ῖλκον
. . . . . υ
. . . . . ευν τε
. . . . . νυντο
. . . . μ]όχθους
. . . . .
. . . . . νος
. . . . ἦσαν
. . . . ι τι

[64] membra [65] vellent [66] sectionem [67] multorum [72] trahebant [76] labores

63 ..νοσα.. *K*: potest ἄνθεα 66 το μη να *K*. sequitur θ aut φ 68 κῆ an κή? extrema fortasse π. desinit in hunc versum pagina 69 cohaerere hoc fragmentum cum fr. 2 et 3 *K* collegit ex textura *P*. semirutae in 69 omnes litterae 71 velut μέζον 72 hoc fr. item ex somnio relictum esse copulandumque cum fr. 2 censeo propter tempus imperfectum et argumenta verborum. fortasse clausulae sunt versuum 23 ss. ἔδαφος in quo εἷλκον, ἔκοπτον ἀρνευτῆρσιν εἰκότες πόντου, ἐρρίπτευν τὰ μέλε' ἐδίνευν τε, κἀνίη ἀνεμίγνυντο, μυρίους ἔχειν μόχθους 74 ευντο *K*

IX

fr. 4
ἀν . . .
ἰαμ . . .
ἰσση . . .
σκα . . .
εα . .
θι . . .

fr. 6
. . . . κλέος ναὶ Μοῦσαν ἤ μ' ἔπεα κ . . .
μ]έγ' ἐξ ἰάμβων ἤ με δευτέρη γν[ώμη,
ἤ]μᾶς μεθ' Ἱππώνακτα τὸν πάλαι . . . . .
τ]ὰ κύλλ' ἀείδειν Ξουθίδαις ἐπ(ά)ιουσι[ν.

[2] iambum [4] claudicantem [7] [parabunt] gloriam, testis sit Musa, aut carmina pulcra mihi magnam ex iambis aut secundas agens mens ac voluntas, nos post veterem Hipponactem [dexterrime] manca ista canere Xuthidis intellegentibus.

IX fr. 4 si recte in v. 2 ἴαμβον et in 4 σκάζοντα intellego, cohaeret cum fr. 6 epilogo libri aut prooemio ante 1 extinctus versus (η aut ις aut το) 3 puto εἰς ση-, non Lesbum 4 .κα *K* 5 σα *K*: velut ἐὰν 6 θίγηι? ab hoc versu scissa est pagina neque apparet quotumus fuerit ab eius exitu 7 nova pagina. praecessit velut ποιήσει ἔχειν puto καλὰ 8 placuit Alexandrinis intendere vim disiungentium dum communem disiunctorum particulam iterant, sive ex solito ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς βόσκε sive insolenter ***nam neque Parnasi vobis iuga nam neque Pindi.*** sententia adsimilis tritae istius ***est nobis voluisse satis:*** si minor ore videbor, non minor animo 9 s. pendent ex κλέος deest ἄριστα, πρώτους aut modestius aliquid 10 Ξουθίδαι οἱ Ἴωνες Hesychius ex Lycophr. 987 επιου- *P* sed

ΑΠΟΝΗCΤΙΖΟΜΕΝΑΙ

῎Ε]ζεσθε πᾶσαι. κοῦ τὸ παιδίον; δέξα[ι
. αι π . ος Εὐέτειραν [κ]αὶ Γλύκην . . . .
. . . . φ]αιδρὴ τὴν [ἕ]τοιμον ο . . . .
. . . . ις μή σ' ἔ[ρε]ισμα τῶν . . . . .
. . . . ινα . . . . νυτο . . . .
. . . . ιη . . . . ς πεπο . . .
. . . . εσκο . . . .

IANTANTES MVLIERES

Adsidite cunctae. ubi pupus est? accipe, Maia nate qui Annonam et Dulcam nutris, [tuque, mater] lucida paratas [primitias] [16] facta [sunt]

duplex quasi longitudinis et accentus nota supra ι: fortasse rescribendum est, etsi Herodotei libri discrepant, ἐπήι- ἐπεί-. trisyllabum ἐπάιειν Eur. Herc. 773 hunc versum statim excipit ἀπονηστιζόμεναι titulus, novi libri carmen primum

11 δοξ . . *K*: non potest Δεξώ 12 sic *K*, inter π cuius altera hasta elatior est i. η et ο nullius litterae vestigium: temptaram γαίης ὃς, Sol ut invocaretur Μήνη τε φαιδρή, nunc verum puto idque ipsum in *P* traditum praeter primam litteram Μαιῇ' ὃς i. Ἑρμῇ Μαιαδεῦ (Hipponax fr. 16 et 21). nomina propria ex facultatibus rebusque efficta, Εὐέτειρα quasi εὐετηρία quam divinis honoribus praeditam fuisse constat et Γλύκη Dulcitas quod nomen edulis herba conservavit γλυκή atque etiam in vita mulieres adeptae sunt, hic nuncupantur propter poma vinumque, γλυκεῖαν ὀπώραν adpositam in ientaculo. post γλυκην fuit β in *P*, opinor, βόσκεις. spondeum quarti pedis evitare nequii; nisi excusatum habebis ob nomen proprium, cf. VII 102, virum facere ex muliere nefas habeto 13 velut οἰνοῦσσαν 14 μησε . . ισματων *K* ubi σ neutra certa, sed non potest ἐδεσμάτων, vix potest -ιγμ- 15 fortasse κῖνα τ. in fine ω? 17 κουρ[-? sequitur etiam detritus versiculus, in quo λ?

. ερ . . . fr. 7
α]ὕτη . . .
εὐπ . . .
τίθεσ[θ . .
γλήχ[ωνα .

[19] heus tu [21] poni [22] pulei

18 hoc fr. ientaculo adscribimus propter puleium memoratum in v. ultimo, nam puleiata potio ut νηστείρης Cereris ita ieientantium propria fuit, schol. Ar. Pac. 712 fortasse τερπ- 19 ευτη *K* 20 ευτ *K*. potest σὺ

CΥΝΕΡΓΑΖΟΜΕΝΑΙ fr. 12

προσφὺς ὅκως τις χοιράδων ἀναρίτης

ΜΟΛΠΕΙΝΟC fr. 13

ἐπὴν τὸν ἑξηκοστὸν ἥλιον κάμψῃς,
ὦ Γρύλλε, Γρύλλε, θνῆσκε καὶ τέφρη γίνευ,

12 Vna operantes mulieres: adhaerescens [ad mulieres] tamquam aliquis ad petras murex.

13 Canorus: ubi sexagesimi solis tetigeris metam, o Grylle, Grylle, morere cinisque fito, quon-

fr. 12 ex Athenaeo III 86 b. cf. Ar. Plut. 1096

fr. 13 ex Stobaei flor. 116, 21 et 22. titulus nomenque cum gryllis concordans canturientis et pipiantis cuiusdam ludii argumentum prodit, cf. picturas Antiphileas

ὡς τυφλὸς οὐπέκεινα τοῦ βίου καμπτήρ·
ἤδη γὰρ αὐγὴ τῆς ζοῆς ἀπήμβλυνται.

fr. 14 ἢ χαλκέην μοι μυῖαν ἢ κύθρην παίζει,
ἢ ταῖσι μηλάνθαισιν ἅμματ' ἐξάπτων
τοῦ κεσκέου μοι τὸν γέροντα λωβῆται.

fr. 15 ὡς οἰκίην οὐκ ἔστιν εὐμαρέως εὑρεῖν
ἄνευ κακῶν ζώουσαν· ὃς δ' ἔχει μεῖον
τούτου τι, μεῖζον τοῦ ἑτέρου δοκεῖ πρήσσειν.

iam caecus est ulterior aetatis flexus: iam enim lumen vitae optusum est.

14 aut aeream mihi muscam aut ollam ludit, aut scarabaeis vincula nectens de stuppa senem mihi vexat contumeliose.

15 nam domum non est expeditum invenire sine malis agitantem. qui forte hac in re vincitur, vincere videtur in contraria.

4 αὔτη et ἀπήμβλυτο libri sed -υνται *M*, 'certe nihil discrepantiae enotavi' Hensius: illud facit fortasse ad ἡ αὐγή
fr. 14 ex Stobaei flor. 78, 6. puer similis Cottali III. lusus hos enarrat Pollux IX 114 et 123s.
fr. 15 ex Stobaei flor. 98, 28 3 τοῦτον et δόκει Schneidewin

CN. MATTIVS

IN MIMIAMBIS

nuper die quarto, ut recordor, et certe fr. 1
aquarium urceum unicum domi fregit

iam iam albicascit Phoebus et recentatur 2
commune lumen hominibus voluptatis

quapropter edulcare convenit vitam' 3
curasque acerbas sensibus gubernare

sinuque amicam refice frigidam caldo 4
columbulatim labra conserens labris

iam tonsiles tapetes ebrii fuco, 5
quos concha purpura imbuens venenavit

in milibus tot non videbitis grossum 6

sumas ab alio lacte diffluos grossos 7

Terentianus Maurus 2398: *claudum trimetrum fecit aliter Hipponax ...* 2416: *hoc mimiambos Mattius dedit metro, nam vatem eundem est Attico thymo tinctum pari lepore consecutus et metro.* putabam aliquando Maurum ex prava latini exemplaris lectione *erondem* mutasse in *eundem*, iam gravius oscitasse credo transilientem ad Mattium a Graecis non commemorato Heronda, cf. p. 65 fr. 6 fr. 1 ex Gellii noct. a. X 24, 10 cf. Her. III 24 VII 89 2 Gellius XV 25: *finxit 'recentatur' pro eo quod Graeci dicunt* ἀνανεοῦται. putes graecos fuisse versus λευκαίνετ' ἤδη Φοῖβος ἀνανεοῦταί τε τὸ ξυνὸν ἀνθρώποισιν ἡδονῆς φέγγος *hominibus et uol.* codices 3 Gellius ibidem 4 Gellius XX 9 *reficere* libri 5 Gellius ibidem. nota mensuram τάπητες 6 et 7 Macrobius sat. III 20, 5: *grossi ... hos Graeci dicunt* ὀλύνθους. *Mattius 'in milibus' ... et paulo post ait 'sumas'* eqs. propola ficorum (Lucilius 164 Baehr.) inductus erat ut sutor in Her. VII 6 *tot ficorum non* codices 7 *a basilio* Parisinus, *ab asino*?

NOMINA PROPRIA

VOCABVLA

---

6 9 38? V 44 65 68 85 VI 16 24 29 87 88 VII 48 122 VIII 19 non numeravi incerta aut quae absunt a *P*

minae tres pro servo V 21 una pro calceis VII 79 una in iure pro fracta ianua II 51

mitratae I 74

μῦς pessulus III 85

μῶρα fem. V 17

νέαι veneriae I 75 90

νοῆρες χειρῶν ἔργον VII 3

νώβυστρα insipidae VI 16

ὀδῆσαι V 41

ὀργή i. ὀργιάζουσα IV 46

ὀρώρηκα IV 77 V 4 VI 19 44 ὤρηκας IV 40

παίστρα aleatorum III 11 64

παντοέρκτης i. πανοῦργος παντορέκτης παρρέκτης V 42

παραστίζω V 50

πελανός IV 91

πίναξ IV 19

πλατεῖα urbis VI 53

πληκτίζεσθαί τινά τι V 29

προκυκλίς conciliatrix I tit.

οἱ προσήκοντες VI 56

proverbia: ἐν Ἀβδήροις οἰκεῖς II 58 νηῦς μιῆς ἐπ' ἀγκύρης ὁρμεῦσα I 41 οὐ λόγων ἡ ἀγορὴ δεῖται, χαλκῶν δέ VII 49 καινὴ Ἀθηναίη ἔγλυψε IV 57 cf. VI 65 VII 116 Ἀθηναίης ὠνευμένης αὐτῆς VII 81 οἶον Ἀίδην βλέψας III 17 τῇ Ἀκέσεω σεληναίῃ III 61 οὐδ' ἄλφα συλλαβὴν γνῶναι III 22 ἀλώπηξ νοσσιὴν πεποίηται ἐπὶ κόρσης VII 72 ἐκ βίης ἐς τὰς ἀνάγκας ἕλκεις V 58 προσφὺς ὅκως χοιράδων ἀναρίτης fr. 12 ἄνθρωπός εἰμι, ἥμαρτον V 27 domina servum θεῖσ' ἐν ἀνθρώποις V 15 πολλὴν καὶ ἕτοιμον ἀντλεῖν IV 14 ἢ ἄνω ἢ κάτω βλέπειν VII 80 καὶ κάτωθε κἄνωθεν ἔτιλλεν II 70 καὶ τἀρχαῖα καὶ τόκους τίνειν V 51 ἐς βόλον τι κύρει VII 75 βοῦς ὁ λακτίσας ὑμᾶς VII 118 αἱ γαλαῖ τὰς μνέας διαφέρουσι VII 90 τὴν γλῶσσαν ἐς μέλι πλύνειν III 93 τὴν γλῶσσαν ἐκτεμεῖν δεῖ VI 41 κρέμαιτο ἐν γναφέως οἴκῳ IV 78 ἡ Δάου τιμή V 68 Δήλιος κυρτεύς III 51 τὸν δίφρον θάλπειν I 37 77 ἐμπτύειν ἐς τὸ πρόσωπον V 76 ἑορτὴν ἐξ ἑορτῆς ἄγειν V 85 ancillae ἑορταί VI 17 οὗ δ' ἐπεμνήσθην V 53 VI 42 ὥσπερ εὕρημα ἁρπάζετν VI 30 ταὐτὸ ζυγὸν τρίβειν VI 12 οὐχὶ γλῶσσαν, ἡδονῆς δ' ἠθμόν VII 110 ἠθεῖν ἐκ τετρημένης III 33 ἢν μέν κοτ', ἢν τις VI 54 τί θεὸς πρὸς ἀνθρώπους I 9 ἐς θεοὺς ἀναπτῆναι VII 109 θεῶν ψαύειν IV 75 VII 111 οἷα θερμὰ πηδῶσαι IV 61 μέζον ἵππου κιχλίζειν VII 123 ὡς ἰτίη θλῆται III 44 ὅκως καλλίης κάτω κύπτων III 41 τῆς πόλεως καλυπτῆρες II 31 τοῖς καμοῦσιν ἐγχυτλοῦν V 84 καρκίνου μέζον εἰσορᾶν τινα IV 44 οὐδὲ κάρφος κινεῖν I 54 III 67 κούρης κοσμιώτερος III 56 ὡς νεοσσοὶ τὰς κοχώνας θάλποντες VII 48 πρός τε κυσὸς χὠ τάπης II 44 κύων ὑλακτέω VI 14 Λάτμιον κνώσσειν VIII 7 λέοντ' ἄγχειν II 78 λιπαρώτερος ληκύθου III 19 λίθος τις, οὐ δούλη VI 4 λίθινος ὤν VII 109 χὴ μάμμη ἐρεῖ III 34 μιῇ ὁδῷ V 67 Μίνως

οὐκ ἂν βέλτιον διήτησε II 90 μνησθεῖεν οἵτινες προσήκουσιν VI 56 δραίνω μυῖ' ὅσον I 15 μῦς ἐν πίσσῃ II 62 ὅκου οἱ μῦς τὸν σίδηρον τρώγουσιν III 75 τὰ Ναννάκου κλαῦσαι III 10 ὀδόντα κινῆσαι III 49 ὄνους βόσκειν III 27 ψωρὴ ἄρηρεν ὁπλή VII 117 οὔτ' ὀργή σε οὔτε βέβηλος αἰνεῖ IV 46 [ὄφιν] τρέφειν ἐν κόλπῳ VI 101 πίνειν ἐκ καινῆς I 25 καὶ περνὰς οὐδείς σ' ἐπαινέσει III 74 οὐδ' ἂν πλῆκτρον πρὸς λύρην VI 51 πρὸ τῶν ποδῶν λαλήσει IV 32 ἐπὶ ῥινὸς ἔχειν τὴν χολήν VI 37 οὐδ' ὅσον ῥοπήν VII 33 σημάτων φώρ V 57 σκυτέα κύνες βρώζουσιν VII 63 τὸν ὄνον σκωρίην πεποίηκεν VI 83 σῦκον εἰκάσαι σύκῳ VI 60 ἄθικτος σφρηγίς I 55 ἐκ τετρημένης ἠθεῖν III 33 ὕδρης ποικιλώτερος III 89 ἡ μαλακότης ὕπνος VI 71 οὐδ' ὅσον [ἀηδόνες] ὕπνον VII 43 Φίλιστος ὁ ἄρεσκος II 73* Φρὺξ πληγεὶς ἀμείνων II 100 ὁ προστυχὼν Φρύξ III 36 V 14 ἄμεινον ἡ χύτρη πρήξει VII 76 χωλὴ ἀείδει χωλά I 71

πύραγρον prima producta IV 62

πυργῖδα sutoriam VII 15

raso capite serva IV 51

repetitur versus totus III 84 V 8

σ male omissa in vocativis (Γυλλί) et particulis (ἄχρι) aut ubi geminari oportuit (τόσον) I 67 84? V 59 69? VII 41 42 96? al.

σανὶς σαμβαλούχη (-χίς) VII 5 19 53 σανίσκη extaris IV 62

sisymbria II 76

σκελύδριον hostiae debetur aedituo IV 89

σκῦλος σκῦτος III 68

στατῆρες quinque pro calceis VII 99

syncope τόνθρυζε VIII 8 τονθορ- VI 7

τἄλλα *ceterum* sine δέ VI 33

τατίς acca V 69

ταταλίζειν I 60 VI 77 τᾶ τᾶ III 79

τελῶναι horribiles VI 64

τετρώβολον VI 84

Theocritea VI 55 71 74 al.

τριηκάς solvendis mercedibus III 9

τρίτη aedium pensio II 64

τριτημέρη aut -ηι nudius tertius III 24 VI 21

τρώγλη sacri serpentis IV 90

τύραννος dea regina V 77

ὑγίεια prima producta IV 20 dea IV 5 quod additur sacrificio IV 94

ὕει correpta priore VII 46

χαλκοῖ nummi VII 50 χαλκίνδα III 6 65

χρεῖζω VII 64 I 49 (χρῄζω I 31)

ψαύειν τινί IV 75

κατ' ὤμου verberatur III 3 sublatus ἐπ' ὤμου III 61

Bonnae typis Caroli Georgi typ. acad.

ast date stamped

BRITTLE DO NOT
PHOTOCOPY

COLUMBIA UNIVERSITY



0032188676

88H4521 IE92

04314611

88H.4521
IE92

BRITTLE DO NOT
PHOTOCOPY

APR 22 1937